This is a digital copy of a book that was preserved for generations on library shelves before it was carefully scanned by Google as part of a project to make the world's books discoverable online.

It has survived long enough for the copyright to expire and the book to enter the public domain. A public domain book is one that was never subject to copyright or whose legal copyright term has expired. Whether a book is in the public domain may vary country to country. Public domain books are our gateways to the past, representing a wealth of history, culture and knowledge that's often difficult to discover.

Marks, notations and other marginalia present in the original volume will appear in this file - a reminder of this book's long journey from the publisher to a library and finally to you.

Usage guidelines

Google is proud to partner with libraries to digitize public domain materials and make them widely accessible. Public domain books belong to the public and we are merely their custodians. Nevertheless, this work is expensive, so in order to keep providing this resource, we have taken steps to prevent abuse by commercial parties, including placing technical restrictions on automated querying.

We also ask that you:

+ *Make non-commercial use of the files* We designed Google Book Search for use by individuals, and we request that you use these files for personal, non-commercial purposes.

+ *Refrain from automated querying* Do not send automated queries of any sort to Google's system: If you are conducting research on machine translation, optical character recognition or other areas where access to a large amount of text is helpful, please contact us. We encourage the use of public domain materials for these purposes and may be able to help.

+ *Maintain attribution* The Google "watermark" you see on each file is essential for informing people about this project and helping them find additional materials through Google Book Search. Please do not remove it.

+ *Keep it legal* Whatever your use, remember that you are responsible for ensuring that what you are doing is legal. Do not assume that just because we believe a book is in the public domain for users in the United States, that the work is also in the public domain for users in other countries. Whether a book is still in copyright varies from country to country, and we can't offer guidance on whether any specific use of any specific book is allowed. Please do not assume that a book's appearance in Google Book Search means it can be used in any manner anywhere in the world. Copyright infringement liability can be quite severe.

About Google Book Search

Google's mission is to organize the world's information and to make it universally accessible and useful. Google Book Search helps readers discover the world's books while helping authors and publishers reach new audiences. You can search through the full text of this book on the web at `http://books.google.com/`

888
A7eq
Z16
1897

A 470138 DUPL

Alexander

ARISTOPHANIS

EQVITES

RECENSVIT

ADOLPHVS VON VELSEN

EDITIO ALTERA

QVAM CVRAVIT

KONRADVS ZACHER

LIPSIAE
IN AEDIBVS B. G. TEVBNERI
MDCCCLXXXXVII


1837
ARTES
VERITAS
SCIENTIA
E PLURIBUS UNUM
TUEBOR
SI QUÆRIS PENINSULAM AMŒNAM
CIRCUMSPICE

LIBRARY OF THE
UNIVERSITY OF MICHIGAN

THE GIFT OF
PROF. ALEXANDER ZIWET

888
A7eq
Z16
1897
567

Alexander Ziwet

ARISTOPHAN~~I~~eS

EQVITES

RECENSVIT

ADOLPHVS VON VELSEN

EDITIO ALTERA

QVAM CVRAVIT

KONRADVS ZACHER

LIPSIAE
IN AEDIBVS B. G. TEVBNERI
MDCCCLXXXXVII

Alex. Ziwet
gft.
9-6-1922

888
A7eq
Z16
1897

LIPSIAE, TYPIS B. G. TEVBNERI

GVILELMO DITTENBERGER

S.

406557

888
A7eq
Z16
1897

[illegible]

PRAEFATIO.

In hac altera Equitum Aristophaneae editione, quam quominus ipse curaret Adolphus von Velsen, vir mea laude maior, gravi morbo prohibitus est, adornanda quo consilio et qua ratione rem gesserim, ideo pluribus mihi exponendum est, quod, cum multa mihi aliter instituenda esse censerem, quam instituerat et instituturus fuerat ipse Velsenus, factum est ut haec editio fere omnibus numeris nova existeret.

Atque primum quidem dicendum est de ea parte libri quae eius quasi fundamentum est, et in qua potissimum editionis Velsenianae laus posita est, de Scripturae discrepantia.

Velsenus octo librorum manu scriptorum discrepantias textui subiunxerat, Ravennatis (*R*), Veneti (*V*), Parisini (*A*), Florentini (*Γ*), Laurentiani (*Θ*), item Laurentiani (*Δ*), Vaticano-Palatini (*P*), Ambrosiani (*M*). Hos codices omnes ipse excusserat, praeter Parisinum *A*, cuius collatione a Clarkio confecta usus est, et Laurentianum *Δ*, a R. Schoellio collatum. Mihi praesto erant non modo Velseni illae collationes, quas diligenter denuo excussi, sed etiam Parisini *A* collatio ab eo confecta multo illa Clarkiana accuratior, ut permultis locis nunc demum quid scriptum sit in *A* appareat, et Ravennatis collatio accuratissima Rudolfi Schoell, cuius ope interdum leves Velseni errores corrigi poterant (pleraque id genus R. Schoellius ipse publici iuris fecit in censura editionis prioris Equitum Velsenianae, Gött. Gel. Anz. 1871, 1 p. 483 sqq.), et ea quae Velsenus anno 1870 codicem Venetum denuo perscrutans enotavit, ad manuum distinctionem et correcturas maxime spectantia, denique quae ego ipse, dum scholia confero, ex textu codicum *RVΓΘM* hic illic mihi adnotavi. Igitur ab hac parte scripturae discrepantia quam exhibeo et emendatior et locupletior est quam in editione priore. Sed plura etiam vel adicienda vel resecanda vel mutanda esse videbantur.

Et primum quidem removi varias lectiones codicis *Δ*. Is enim liber, quem ipse ait Velsenus in praefatione editionis prioris adeo negligenter scriptum esse, ut vix ullius pretii sit, eam solam ob rem putabatur dignus esse, qui in aliquo numero haberetur, quod non nullis locis meliorem lectionem exhibere videbatur quam codices quibuscum cognatus est *ΑΓΘ*. Sed mihi eas lectiones cum lectionibus editionis Bergkianae, in cuius marginibus Schoellius collationem codicis *Δ* adscripserat, consentire animadvertenti suspicio orta est, illis locis hominem alioquin diligentissimum et religiosissimum taedio captum codicis pessimi discrepantias adnotare omisisse. Quamobrem, humaniter intercedente collega amplissimo Ricardo Foerster, precibus adii Nicolaum Festam Florentinum, virum doctissimum, ut codicem inspiceret, et quid rei sit mecum communicaret. Prompte, qua est liberalitate, ille respondit, et recte me suspicatum esse docuit. Omnibus illis locis *Δ* non consentit cum editione Bergkiana, sed cum codicibus *ΑΓΘ*. Itaque non amplius erat, cur lectiones codicis *Δ*, vitiis tantum dissentientis ab *ΑΓΘ*, omnino exhiberentur. Sed eorum quae manus secunda ($\mathit{\Delta}^2$) correxit, nonnulla adnotavi, eam ob causam quod haec consentiunt cum editione Aldina et ad huius libri pretium recte aestimandum aliquid conferunt.

Aldinae (*Ald*) enim lectiones integras exhibendas esse duxi, primum eam ob causam, quod ex hac fluxit recensio vulgata, quam novisse omnibus qui textui Aristophanis student opus esse persuasum habeo, deinde quod hic liber impressus non unius tantum, sed plurium librorum manuscriptorum instar nobis habendus est.[1]) Complures codices se compilasse ipse Musurus qui hanc editionem curavit professus est, sed adhuc ne unus quidem repertus est, quem ab eo adhibitum esse certis testimoniis demonstrari possit.[2]) Attamen duo genera codicum ab eo in usum vocata esse constat, ut in aliis fabulis, ita in Equitibus; praebet enim tum lectiones bonas ac vetustas tum interpolationes temerarias et aperte novicias. Illas unde sumpserit adhuc nescitur; harum auctor non ipse Musurus fuit, id quod sunt qui putent, sed *Triclinius*, reperiuntur enim eaedem in cod. *Vaticano* 1294, Triclinianorum antistite.[1] Quod ut intelligatur, etiam huius Vaticani lectiones usque ad v. 200 subiunxi, quas Io. Tschiedel vir doctissimus meum in usum enotavit.[2] His 200 versibus me continere satis visum est, praesertim cum codex mutilus sit (desinit enim versu 270), neque librum eius recensionis qui Equites integram exhiberet ego quidem manibus tenuerim. Quamquam non desunt eiusmodi libri, quantum enim ex Blaydesii editione colligi licet, haec recensio est in Parisino 2715 (*B*) et Laur. 31, 13; sed nolui lectiones adscribere codicum, quorum non accuratam haberem collationem. Satis habui in iis quae post v. 200 sequuntur lectiones manus secundae codicis *Δ* ($Δ^2$) apposuisse, quae ex huius recensionis exemplo haustae esse videntur.

---

[1]) Ea de re fusius dixi in libro qui inscribitur „Die Handschriften und Classen der Aristophanesscholien“ (= Jahrb. f. class. Phil. Suppl. XVI) p. 557 sqq.

[2]) Exstat quidem Mutinae in bibliotheca *Estensi* liber ms. Aristophanis (sign. III D 8) quem suum fuisse Musurus ipse testatus est in-

Boni codicis loco etiam Suidam (*Su*) esse constat, qui 469 locis 507 versus ex Equitibus depromptos citat. Quamobrem etiam Suidae lectiones subscripsi, quamquam, ut res ipsa fert, non omnes; seiungendae enim erant primum omnes quae ipsi Suidae male codicem suum exscribenti vel sua addenti debentur, quo de genere cautionis egit Büngerus in libello qui inscribitur De Aristophanis Equitum Lysistratae Thesmophoriazusarum apud Suidam reliquiis, Argentor. 1878 p. 28 sqq.; deinde ex ratione huius editionis fere eae tantum lectiones adnotari poterant, quibus Suidae codex a textu meo dissentit, raro, quibus consentit. Omnes Suidae locos ad Equites pertinentes invenias in Ribbeckii editione textui subscriptas.

Iam ad codicum descriptionem me accingo. In qua ex

---

scriptis verbis *De mi ser Marco musuro,* et eum librum unicum fontem fuisse Aldinae contendit Zurettius Anal. Aristoph. p. 39, sed falli virum doctissimum ostendi in Burs.-Müll. Jahresber. LXXI (1892) p. 30 sqq.

1) de quo vide quae dixi Hs. u. Cl. p. 603 sqq.

2) accuratiorem de nonnullis locis notitiam debeo egregiae E. Stevensoni viri illustrissimi liberalitati.

Velseni praefatione retinui quae recte se habere mihi persuasi aut quae examinare non potui, mutavi ea quorum meliorem notitiam nunc habemus. Etenim post Velsenum Ravennas ab Alberto Martin[1]) et Thoma W. Allen[2]), Venetus ab Augsbergero[3]), Ravennas Venetus et Laurentiani *ΓΘ* a me[4]) diligenter examinati sunt, scholiorum etiam ratione habita, id quod ad manuum diversitates cognoscendas haud parum contulit; eaque re factum est, ut nunc multa melius cognita sint.

Itaque hi sunt libri, quorum varias lectiones textui subscripsi:

R = Ravennas, membranaceus, forma quadrata maiore, foliorum 191, saeculo X exeunte scriptus. Ab initio folia nonnulla madore corrupta sunt. Continet Aristophanis Plutum Nubes Ranas Aves Equites Pacem Lysistratam Acharnenses Vespas Thesmophoriazusas Ecclesiazusas, omnes eadem manu scriptas. Scholia addita sunt a duabus diversis manibus aetate supparibus, quarum altera[5]) exaravit scholia ad Plut. Nub. Ran. Av. Pac., altera scholia ad reliquas fabulas; utraque in textu earum fabularum, quibus scholia adscripsit, multa correxit (R^2).

V = Venetus, inter Marcianos 474, membranaceus, forma quadrata maiore, foliorum 172, saeculo XII scriptus. Fabulas continet septem, quarum index in primi folii pagina versa exstat: *ἀριστοφάνους πλοῦτος: νεφέλαι: βάτραχοι: ἱππεῖς: ὄρνι-*

---

[1]) Alb. Martin, Les scolies du manuscrit d'Aristophane à Ravenne. Paris 1882.

[2]) T. W. Allen, On the composition of some greek manuscripts. II. The Ravenna Aristophanes. Journal of philol. XXIV p. 300 sqq.

[3]) Josef Augsberger, Die Aristophanesscholien und der Codex Venetus A. Monach. 1877 (Sitzungsber. d. Ak. d. W., phil.-phil. Cl. Bd. I), et Die Scholien zu Aristophanes Fröschen im Cod. Venetus A, Monach. 1886.

[4]) K. Zacher, Die Schreibung der Aristophanesscholien im Cod. Ven. 474. Philologus vol. XLI (1881) p. 11 sqq. — id. Die Handschr. u. Cl. der Aristophanesscholien. p. 506—554.

[5]) Martin atque ego olim credidimus, hanc manum eiusdem scribae esse, qui textum exaravit, sed nunc Allenus mihi persuasit et ipse imaginibus photographis quas possideo accuratius inspectis cognovi, has manus diversas esse.

ϑες: *εἰρήνη*: *σφῆκες*: Exaratus est manibus eiusdem aetatis duabus, quarum alteri folia 1—51^{v} (Ranarum v. 470) debentur, alteri folia 52^{r}—172. Scholiorum maxima pars addita est a primis manibus, nonnulla tamen interdum pinxit manus tertia coaeva, quae et in scholiis ab illis manibus scriptis et in textu correctricis munere functa est (V^2).

A = Parisinus bibliothecae nationalis, inter Brunckii Regios 2712, membranaceus, forma quadrata maiore, scriptus saeculo XIII, foliorum 320, quorum ea, quae sunt a 215 usque ad finem codicis, et 107—110 (quibus Pluti vv. 485—783 leguntur) continent Aristophanis Plutum Nubes Ranas Equites Aves Acharnenses Ecclesiazusarum partem priorem. Singulae lineae binos versus exaequant. Insunt scholia, rara illa ad Plutum et Ranas, paullo uberiora ad Nubes, nulla ad Equites Acharnenses Aves Ecclesiazusas. In Aristophane duae discernuntur correctorum manus, quarum altera minio et appinxit notas personarum et nonnullis locis correctricis munere functa est. Praeterea alia manus correctrix aperte recentior multis locis per poetae verba vagata est. Leguntur autem in hoc codice praeter illas fabulas Aristophaneas Euripidis Hecuba Orestes Phoenissae Andromache Medea Hippolytus, Sophoclis Aiax Electra Oedipus rex Antigone Oedipus Coloneus Trachiniae Philoctetes. Quae fabulae Euripidis et Sophoclis ab alia manu exaratae sunt atque ea quae Aristophanis comoedias pinxit.

Γ = Laurentianus plut. 31 cod. 15, bombycinus, forma maiore, foliorum 166, saeculo XIV scriptus. Singulae lineae binos versus exaequant. Continet is liber Euripidis fabulas quattuor: Hippolytum Medeam Alcestidem Andromachen; Aristophanis (inde a folio 67) sex: Acharnenses Ecclesiazusas (usque ad versum 1136) Equites Aves (usque ad versum 1419)¹) Vespas ab initio et prope finem mutilam (v. 421—1397 et 1494

---

1) olim Aves exceptam esse a Lysistrata testatur index in fol. 66 scriptus; ea pars codicis, olim avulsa, quae continet finem Avium inde a v. 1492 et Lysistratam usque ad v. 1034, nunc est in bibliotheca Universitatis Leidensis, sign. Cod. Voss. Gr. F. 52. Quod primus suspicatus est Velsenus (Über den Cod. Urbinas der Lysistrata p. 53), deinde demonstravi ego, Hdschr. u. Cl. p. 549 sq. et in Berliner Philol. Wochenschr. 1894, n. 11.

usque ad finem comoediae) Pacem item mutilam (v. 377—1298). Scholia satis, si ab Ecclesiazusis recesseris, frequentia exstant in marginibus et ante initia fabularum. In hoc codice Aristophanis exarando sex manus eiusdem aetatis occupatae fuerunt, scripsit enim a) textum Equitum et Avium; b) scholia ad Equites Aves; his perscriptis a, alio exemplo usus quam ex quo textum transscripserat, et textum et scholia correxit et in his multa supplevit; c) textum Acharnensium et Ecclesiazusarum; d) textum Vesparum et Pacis et scholia in Acharn. Eccles. Vesp. Pac.; deinde e) haec omnia denuo cum alio exemplo contulit, multa correxit, varias lectiones adnotavit, scholia supplevit; denique f) in Equitibus saltem aliqua correxit et supplevit. Itaque in Equitum textu tria genera correctionum distinguenda erant. Quod Velsenus non fecit, ego, cum scholiis praecipue intentus codicem excuterem, interdum tantum observavi. Quamobrem non potui non omnes has correctiones eodem signo Γ^2 notare (piget quod in primis plagulis hic illic signum Γ^3 posui); sed has correctorum manus distingui ideo non multum interest, quod aut ex eodem exemplo omnes hauserunt aut ex duobus inter se consimilibus.

Θ = Laurentianus Abbatiae olim Florentinae 2779, 140, bombycinus, forma minore, foliorum 185, saec. XIV scriptus duabus manibus, quarum altera exaravit Plutum (praeter v. 11—45 qui in folio chartaceo manu saec. XVI suppleti sunt) et Nubes usque ad v. 1170, altera Nubium versus reliquos, Equites et Ranas. Scholia in marginibus scripta sunt a primis manibus, frequentiora illa in Pluto et Equitibus, rariora in Nubibus et Ranis; glossas et inter lineas et in marginibus addiderunt et in textu multa correxerunt complures manus recentiores (Θ^2).

P = Vaticanus inter Palatinos 128, bombycinus, forma quadrata minore, foliorum 186, saeculo XV scriptus. Paginae extremae tres scriptura vacant. Continet Galeni Artem parvam, Aphorismos Hippocratis, Pindari Olympia cum scholiis, Aristophanis (inde a folio 91) Equites Acharnenses Vespas Avium hypothesin et indicem personarum. Scholia Aristophanea non insunt. In fine Acharnensium haec exstat subscriptio: + *νικόλαος ὁ νταρμάρος τυγχάνει γραφεύς* +

M = Ambrosianus L 39 sup., bombycinus, forma minore, foliorum 314, saeculo XIV exaratus. Continet Euripidis Hecubam Orestem Phoenissas cum scholiis, Aristophanis (inde a folio 89) Plutum Nubes Ranas Equites Avium partem maximam et in easdem omnes scholia locupletissima; Sophoclis (inde a folio 232) Electram et Oedipodem Regem cum scholiis. Is liber, quantum quidem ad Aristophanem pertinet, dici non potest, utrum a compluribus scribis eiusdem aetatis et eiusdem disciplinae confectus sit, an ab uno scriba librum iterum atque iterum retractante et modo nigro modo rubro atramento uso. Id quam difficile sit dignoscere ipse expertus sum in scholiis conferendis, et Velsenum in collatione textus semper dubium haerentem deprehendo, utrum correcturam aliquam primae an secundae manui tribuat. Quamobrem signo M^2 nihil aliud indicatum est, nisi id correctum esse ex eo quod prius scriptum erat.

Vat = Vaticanus 1294. Hoc volumine coniuncti sunt duo codices, quorum qui priore loco positus est, bombycinus, forma quadrata maiore, saec. XIV, continet 111 foliis Aristophanis Plutum Nubes Ranas Equites usque ad versum 270 et eadem manu scripta scholia Thomano-Tricliniana, de quibus dixi Handschr. u. Class. p. 603 sqq.

Δ = Laurentianus plut. 31 cod. 16, chartaceus, forma quadrata minore, foliorum 259, saeculo XV. vel XVI. exaratus. Continet 1) Plutum (sine hypothesi et indice personarum), 2—4) Nubes Equites Ranas, 5—8) Acharnenses Aves Vespas Lysistratam (sine hypothesi et indice personarum). Scholia non insunt. In Equitibus manus secunda (Δ^2) eiusdem aetatis usque ad v. 447 personarum notas adscripsit et in textu multa correxit. Ex his correcturis paucas tantum propter consensum cum Aldina apposui.

Ald = Editio Aldina. *ἈΡΙΣΤΟΦΆΝΟΥΣ ΚΩΜΩιΔΊΑΙ ἘΝΝΈΑ.* ARISTOPHANIS COMOEDIAE NOVEM. Venetiis apud Aldum. M.IID. Idibus Quintilis. Continet Prolegomena de comoedia amplissima, Plutum Nubes Ranas Equites Acharnenses Vespas Aves Pacem Ecclesiazusas cum scholiis uberrimis. Curavit Marcus Musurus Cretensis. Cf. Handschr. u. Class. p. 557 sqq.

Su = Suidas. Huius editionem adhibui a Godofredo Bernhardy, olim praeceptore meo, cuius memoriam pia mente colo, confectam; ubi opus esse videbatur, etiam codicum Suidanorum, inprimis optimi Parisini A, lectiones enotavi.

Horum codicum vel qui codicum instar sunt librorum lectiones non omnes textui subscribendas sed delectum quendam esse habendum putavi, eaque re haud parum a Velseni ratione recessi. Removi enim fere omnes eas varias lectiones quae ad orthographiam, accentus aliaque id genus pertinent, ut quae non modo ad genuinum Aristophanis textum restituendum nihil adferant utilitatis, verum etiam legentium animos ei rei intentos obtundant. Itaque ea tantum adscripsi, quibus aut sententia mutatur, velut *ἀλλά γ' ἐστι* pro *ἄλλα γ' ἐστί* v. 417, aut quae corruptionis alicuius causam produnt, ut *περὶ θέων* et *περὶ θεῶν* v. 65, aut quae grammaticae cuiusdam doctrinae speciem prae se ferunt, velut ὁ *δ'* alii scribunt, alii ὅ *δ'*, *ἐστι* initio enuntiati alii in priore alii in posteriore syllaba acuunt, *σφῶιν* alii scribunt, alii *σφῶν*. Cetera id genus omisi, sed ut sciant lectores, quae omiserim, hoc loco haec uno conspectu proponam, in genera distributa ita ut simul cognoscatur quae cuiusque libri manuscripti in quibusdam rebus scribendi ratio sit.

Itaque in Scripturae discrepantia consulto omisi adnotare haec, de quibus iam verba faciam.

Iota mutum nisi omittitur, adscribitur in *R V*, subscribitur in ceteris. Omittitur autem fere semper in *AΘ*, saepe in *ΓP*, sed etiam in reliquis haud raro (in primis 300 versibus fere 50 vocabula iota muto instrui debent, sed semel tantum iota scribit *A*, novies *Θ*; ex ceteris iota omittunt *M* in 7 vocabulis, *R* in 10, *V* in 18, *Γ* in 22, *P* in 24). Ratione ulla permotos esse scribas ut modo omitterent iota modo scriberent ego quidem cognoscere non potui. Eam ob causam, ubicunque codices nulla alia re a textu meo differunt, quam quod iota mutum omittunt, aut ubi inter se hac sola re dissentiunt, id non adnotavi.

Accentus et *spiritus* in vetustissimis codicibus *R* et *V* tam saepe *omissi* sunt, ut ne Velsenus quidem has mendas omnes enumerare voluerit. In primis 100 versibus eiusmodi peccata sunt in *R* haec: 2 νεωνητον 4 ἐξοῦ 6 οὗτος 11 εχρῆν 12 ἀλλα 14 μα τὸν μεν οὔ 20 ἀπο τοῦ 24 ἀτρεμα 27 νη δία περι τῶι 31 προς 43 προτερα 48 ήκαλλ' 55 μαξαν 59 ἐχων 61 δε bis 62 ορᾶι 67 δι εμὲ 69 διδομεν 70 ὑπο 74 οὐχ' οἷόν τε 80 ἀλλα 85 ἀκρατον 87 περι 89 εἶ 98 δε in *V*: 4 εἰσηρρησεν 11 ἐχρην 12 μη 13 συ μὲν 19 μη διασκανδικίσηις 50 λουσαι 72 προς τίνα 83 βελτιστον 87 περι 92 πινωσιν 95 εξένεγκέ 98 αλλ' (V^1 scripserat etiam 9 οὐλυμπου 11 εχρὴν 16 χρη λεγειν 20 ευρέ 21 ὡδι 32 βρεττετας 39 τις (pro τοῖς) 80 ἀλλα quae correxit V^2). In reliquis codicibus talia raro inveniuntur, praeterquam quod hi quoque saepe et *praepositionem accentu destitutam cum vocabulo sequenti ita coniungunt quasi unum vocabulum sit* (velut 322 ἀπαρ.χης *R* ἀπαρχῆς V^2*ΓΘP* 347 καταξένου *RVΓP* 574 προτοῦ *RAPM*) et *particulam* δέ, *praecedenti vocabulo oxytono vel atono* (multo rarius barytono) *ita adiungunt, tamquam enclitica sit*, ut σύ δ' *RAΘPM* v. 118, *RAΓΘPM* v. 296, *AΓΘPM* v. 443, ἐγώ δ' *AΘM* v. 266, *AΘPM* v. 363, αὐτός δ' *AΘPM* v. 718, ὅ δ' *RΓ* v. 327, *AΘM* v. 626, οἵ δ' *AΘM* v. 420. 670, ἄξιοι δ' *Θ* v. 596 (rarius non elisa vocali: τί δε *RP* v. 171, ἐγώ δε *RΓ* v. 432 al.). Haec igitur in omnibus sunt, sed non constanter scripta (ut e. gr. v. 154 omnes exhibent ἐγὼ δ').

Contra *accentus falso datur praepositionibus verborum compositorum*, a verbis suis revulsis, saepissime in *RV*, velut v. 65 περὶ θέων *R* v. 77 διὰ βεβηκότος.*V* v. 215 πρὸς ποιοῦ *V* v. 290 περὶ ελῶ V^1 (etiam nomina composita sic scribuntur: ὑπέρ μέγας v. 158 *R*), rarius in reliquis, ut σὺγ κροτοῦσιν v. 471 *Γ* περὶ τιλῷ v. 373 *Θ*, et *encliticis monosyllabis* post oxytona (acuto in gravem mutato) paroxytona perispomena: καὶ σὲ *AΓΘ* v. 300, ἄρτους σοὶ *RV* v. 778, ἄνω τὲ *RΓΘPM* v. 866, πολέμῳ τὲ *RΓΘM* v. 583, πανουργίᾳ τὲ *ΓPM* v. 331, ὑμᾶς τὲ *RP* v. 518, ἡμῖν τὲ *V* v. 458 al. Eam ob causam saepenumero, et in omnibus codicibus, pronomen indefinitum falso acuitur τίς (v. c. 423 *RVAΓ* v. 786 *RVAΘ*) τί (v. 96 *RVΓΘP*, v. 114 *RVΘP*, v. 119 *RVΓΘPM*) τίν' (e. g. v. 20 *RAΘ*) et πῶς scribitur pro πως v. 196 in

RVPM; e contrario interrogativum gravi notatur saepissime in codicibus *ΓM*. Sed, ut *encliticis monosyllabis* semel defungar, saepe etiam ante encliticum accentu destitutum paroxytonorum quorum paenultima positione longa est ultima acuitur, velut v. 329 *ὥστέ με RVΘ*, v. 359 *ἄλλά μ' RAΘ*, v. 716 *τίτθαί γε RΓΘP*, v. 1251 *ἄλλός τις VΘ* (rarius, si paenultima brevis est, v. 593 *πορίσαί σ' Θ*, v. 1072 *διδόναί σ' R*, v. 1160 *ἵνά σ' RΘ*) properispomenorum vero aut proparoxytonorum ultima accentu caret, ut v. 6 *οὗτος γε RVAΘM*, v. 367 *οἷον σε VAΘ*, v. 402 *πᾶσι τε RVAΘPM*, v. 427 *δῆλον γ' VAΓP*, v. 35 *ἕτερα ποι R*, v. 461 *δήμητρα μ' VΓ*, v. 784 *ῥαψάμενος σοι Γ* al., quibuscum consentit v. 19 *μή μοι γε RVAΓΘPM* (sed nostra ratio accentus est in omnibus e. gr. v. 95 *ἐξένεγκέ μοι* v. 105 *ἐγκάναξόν μοι*), denique in codicibus *RVΓ* (interdum *P*) oxytonorum acutus in gravem mutatur, sed in *V* non nisi si enclitica elisa est, ut *ἰδοὺ γ'* v. 87, *δεινὰ γ'* v. 609, *ψυχὴν τ'* v. 457, in *R* etiam si plena est, sed raro, ut *ἃ σοι* v. 194, *καὶ σε* v. 300, in *Γ* saepissime ante quodvis genus encliticorum, ut *ἓν τε χρηστὸν τι ὃς τις γὰρ τοι* (*μὲντοι* habet *P* v. 168) *ὥσπερ ὥστ'* et vel *πὸθεν*.

Gravis pro acuto praeterea in omnibus codicibus persaepe positus est, ubi levius et vero etiam gravius interpungitur vel interpungendum est, etiam si nova persona loqui incipit; *acutum pro gravi* omnes habent saepenumero in fine versus (sed multo frequentior in fine versus gravis est, etiam in pausa orationis); in medio versu acutum pro gravi per errorem saepius ponunt *AΓ*, rarius ceteri (velut v. 90 *σύ τολμᾶς P* v. 98 *ἐγώ δὲ Γ* v. 102 *παφλαγών τί Γ* v. 115 *παφλαγών ῥέγκεται Γ* v. 149 *σωτήρ τῇ πόλει A* v. 168 *σύ μὲντοι P* v. 192 *ἀνδρός οὐδὲ AM* v. 199 *δή τότε Γ* v. 201 *πρός εμὲ R*). *Acutus* (vel gravis) *pro circumflexo* errore positus est saepius in *R*V^1, interdum in *ΓPM* (ut v. 6 *δήθ' R* v. 36 *πράγμα* V^1 v. 79 *νοὺς R* v. 126 *ὀρρωδὼν P* v. 156 *γὴν* V^1 v. 247 *παίε παίε M* v. 297 *ἑρμὴν* V^1 v. 318 *ἢν R* v. 614 *πράγμ' Γ* al. Talia omisi, ut lapsus calami, sed apposui quibus ratio quaedam subesse videtur, ut v. 55 *μάζαν VAΓΘPM* v. 148 *ἀλλαντοπώλα RVAΘM* v. 201 *ἀλλάντας RVΓΘM* v. 207 *ἀλλάς VΓPM ἀλλὰς A* alia id genus). *Circumflexus* *pro acuto* (vel gravi) persaepe est in *R*V^1, multo rarius in ceteris, plerumque super vocales natura longas, sed nonnunquam etiam super breves (ut v. 41 *ὀργῆν* R^1 v. 46 *καταγνοῦς* V^1 v. 69 *μῆ* *R* v. 185 *ϑεοῦς* R^1 v. 189 *πλῆν* *V* v. 218 *φωνῆ* *R* v. 256 *οὖς* Θ^2 v. 515 *πεπονϑῶς* V^1; v. 220 *χρησμοῖ τε* V^1 v. 223 *οἶ τε* *R* v. 636 *ἀγορᾶ τ’* *Γ* v. 645 *οὐπῶποτ’* *M*; v. 312 *ἀϑῆνας* V^1*Γ* v. 505 *παντοῖας* *R* v. 520 *κατιοῦσαις* *R*V^1 v. 522 *πᾶσας* *Γ* v. 530 *οὖτως* R^1; v. 33 *χρῶμενος* V^1 v. 541 *τοῦτοισιν* V^1; v. 271 *ἑᾶν* *R* v. 232 *εἰκᾶσαι* V^1 v. 592 *ἀνδρᾶσι* *VP* v. 637 *ϑρᾶσος* *Γ*; *πρῖν* fere semper scribit *V*; ratio fortasse subest in *ἐπριᾶτο* v. 44 *VAM*). Sed semper fere et in omnibus libris circumflectuntur longae syllabae priores bisyllaborum, si vocali posterioris syllabae, quae acui debuerat, elisa accentus retrahitur: *εἶπ’* pro *εἰπέ*, *αὖτ’* pro *αὐτά*, *φῆμ’* pro *φημί* (sed est in *RV* e. gr. *εἲμ’* v. 212, *φὴμ’* v. 278).

Falso loco positum accentum invenias interdum in vetustioribus *RV*, ut *ταράττε* v. 214 *V*, *τριπλασίον* v. 285 *V*, *τρίηρεις* v. 555 *R*; sententia mutata *εὐαγγελία* v. 647 *A*, *τριβῆς* v. 785 *VAΓΘ* (ex ratione grammatica, ut dixi, fortasse *ἐπριᾶτο* v. 44 *VAM*). Sed semper fere in *RV* scriptum est ὅτιη, vel duobus accentibus ὅτιὴ. *Duplicem accentum* iidem ponere solent in *τοῦτί τοῦτονί τὰδί μὴδέν*; in *R* est etiam ὅςτίς v. 228 *τὸσοῦτον* v. 948 *τὸσούτωι* v. 420.

Spiritus inter se confundunt saepissime *V*, nonnunquam correctus a V^2, rarius R (e. gr. v. 60 *ἑστὼς* V^1 v. 84 *αἰρετώτερος* V^1 v. 130 *ἕξει* *R* v. 137 *ἅρπαξ* *V* v. 164 *ἀπάντων* *V* v. 171 *ὁλκάδας* *R* v. 187 *οἷον* *V*; v. 61 *ἄδει* R v. 86 *ἵσως* *V* v. 173 *ὀφϑαλμὸν* *V* v. 192 *οὑδὲ* *V*) perraro reliqui (ut v. 255 *ἠλιασταί* *VΘ* v. 326 *ἧ* *P* v. 367 *οἶον* *M*; v. 234 *οἶμοι* *P* v. 282 *ἄρτον* *P* v. 345 *ὠμοσπάρακτον* *AΓ*) nisi quod v. 625 omnes praeter *R*V^1 scribunt *ἱέμην* (sed 522 soli V^1*Θ* habent *ἱεὶς*). In *omittendo spiritu* maxime peccat *R*, deinde *V* (cui spiritus saepe supplevit V^2), cuius rei exempla iam supra p. XII sq. proposui; quibus hoc loco addam, quod R spiritum super ρ initio vocabulorum semper omittit, v. 60 *ρήτορας* v. 115 *ρέγκεται* v. 526 *ρεύσας* etc.; in reliquis tale quid non invenitur, nisi cum praepositio cum casu coniungitur, ut v. 322 *ἀπαρχῆς* V^2*ΓΘP* v. 524 *ἐφήβης* *RΓ* v. 644 *ἐξοῦ* *AΘ*. *Falso* *spiritum pingunt* ubi praepositionem a verbo seiungunt, ut ἐπ' ἀνάβηθι R^1 v. 169, ὑφ' ἁρπάσας *R* v. 56, ἐξ εὑρίσκων *P* v. 800, πρὸς ἐξεύρηκε *V* v. 1283 (interdum etiam alias, ut μιἀρώτερος *R* v. 329 τοιαὐτὶ *V* v. 49). Iisdem duabus condicionibus etiam *apostrophum* falso scribunt aut omittunt. Ceterum apostrophus admodum raro omittitur ubi *elisionem* significare debet, ut δ ἂν *V* v. 88, ἀλλ δδὶ *V* v. 146, εἰ δ οὖν *R* v. 423, φὴσ *M* v. 195 (sed constanter fere in *R* ἂρ pro ἄρ', v. 125. 385. 616. 626 al., rarius in reliquis), saepius in *aphaeresi*, de qua mox dicam. Falso ponitur interdum in ἀλλά pro ἀλλὰ (velut v. 59 *R* v. 598 *RP* v. 1314 *R*; inde natum vitium ἀλλ' ἀσχελίδας v. 362 *ΓΘM*), saepe in οὐκ' et οὐχ'. Sic scribit constanter *R*, saepe *V*; in *A* semper est οὐκ sine apostropho et οὐχ' cum apostropho; item plerumque *P*; in *Γ* est semper οὐχ', interdum οὐκ'.

Quae praeterea de apostropho dicenda sunt, cadunt in quaestionem quae est de *aphaeresi* et *crasi*, quae fusius tractanda est.

Atque in *aphaeresi* quidem saepenumero *apostrophus* omnino *omittitur*, praecipue in *R*, ut ὅτιὴ πι v. 236, μὴ κφύγη v. 253, αἱρήσω γὼ v. 829, et in unum contractis duobus vocabulis ἠπι v. 1312 ἦπι v. 1246, et falso diremptis ἀποδωσων τελῆ v. 1367; saepius etiam in ceteris omittitur, si augmentum syllabicum elisum est, ut δήπου γένεσθε $RV^1\Theta^2PM$ (γίνεσθε $A\Theta^1$) v. 900, ποριῶ σκευασμένα *RMP* v. 1104, quibus simile est ἐμοῦ κεῖνον *RVAΓΘM* v. 1012. Si ponitur apostrophus, interdum *non post vocalem scripta est, sed ante eam* (quasi sit elisio): μ' ήσθιε *R* v. 1106, et vel addito spiritu δ' ἠπὶ *Γ* v. 411 (falso spiritu δ' ἡπὶ RV^2) δ' ἤγνων *RAΓP* v. 632 al., aut vero *post consonam sequentem*: μηκ' *R* v. 186, μὴ κ'φύγη *V* v. 252, μή κ'φάγης *R* v. 700, μὴ κ'γένηται *V* v. 851, κἀγὼ ν' *Γ* v. 420, ἐγὼ μ'αὐτῶι *RV* v. 113. Etiam *accentus* syllabae finalis interdum omittitur: v. 186 μηκ' *R* μὴκ *M*, v. 851 μηγγένηται R, sed primae syllabae vocabuli posterioris accentum conservare student; itaque gravis syllabae finalis mutatur in acutum: v. 632. 658 δή 'γνων *V*, v. 647 κἀγώ 'φρασα *VΘ* κἀγώ φρασα *RM*, vel post apostrophum additur acutus et cum illo coniungitur tanquam cum spiritu, aut super vocalem finalem aut post eam ante consonam sequentem, aut servato gravi syllabae finalis aut non servato: v. 632 *δἤγνων M δ' ἤγνων RAΓP δὴ ''γνων Θ*, v. 647 *κἀγὤφρασα P κἀγὼ ''φρασα AΓ*, v. 1106 *μ' ήσθιε R μἤσθιε Θ μ' ἤσθιε ΓM μὴ ''σθιε A* al.

In *crasi* denotanda codices praeter eam rationem qua nos utimur etiam diversas adhibent has:

1) *Coronide omissa* duo vocabula in unum contrahuntur, etiam accentu eo, quasi unum sit: *καγαθοί καγώ ταπόρρητα τᾶλλα ἅμε* (vel *ἆμε*). Haec scribendi ratio non adhiberi solet nisi ubi vocalis contracta *α* est (rarissime alias, ut *ὤνδρες V* v. 266, *οὑμός Θ* v. 952, *ἐγῶιδα* V^1 v. 873) et fere vetustissimorum tantum codicum *RV* propria est (nisi quod *κᾶτα* et *ταυτόν* etiam in recentioribus scribi solet).

2) *pro coronide est apostrophus:*

a) *ante vocalem contractam posita,* tamquam *elisa* sit vocalis finalis vocabuli prioris. Id saepissime fit, si *καὶ* vel vocabulum in brevem vocalem desinens cum insequenti coniungitur, raro, si vocalis finalis longa est (ut *ἐγ' ᾦδα AΓ* v. 873, *τ' οὖβολοῦ R* v. 649, *ἐν τ' ἀγορᾷ RVAΓM* v. 1373). Sed duplex est ratio in signanda vocali contracta, prout spiritus vocabuli posterioris servatur aut omittitur.

α) *omittitur spiritus: κ' αξ V* v. 181 *κ' άβλεψε V* v. 631 *χ' ω V* v. 721 *χ' ώπως* RV^1 v. 497 *χ' ούτω R* v. 1131 *τ' οῦργον V* v. 787 al. Haec scribendi ratio saepissime deprehenditur in *V*, rarius in *R*.

β) *servatur spiritus* is qui in initio vocabuli posterioris poni debuerat: *κ' ἀγαθοί κ' ἀμέ κ' ἄδικα κ' οὐκ τ' ἀμπόρια.* Sic plerumque scribunt *RV*, interdum *ΓP*. Sed *χ' ὡ χ' οἱ χ' ὥπως χ' οὕτω χ' ὥτι* in omnibus est, praeter recentissimos *ΘM*, quorum proprium est scribere *χὠ χοἰ χὤπως χοὖτος χὤτι.* Omnium fere, praeter *Θ*, commune est scribere *ὅτ' ἂν ὁπότ' ἄν*; pro *ἢν* (= *ἐὰν*) *R* scribere solet *ἢ̓ν* (etiam *'ἢν*), *V 'ἢν.*

b) *post vocalem contractam posita,* quasi sit *aphaeresis* vocalis qua posterius vocabulum incipit. Sic scribi solet, si vocabulum antecedens in longam vocalem desinit, interdum etiam, ubi ἃ vel τὰ priore loco est. Itaque scribitur v. c. τοῦ ’βολοῦ V^2AP v. 649. 662 (sed τ’ οὖβολοῦ et τοὖβολοῦ *R*), ὦ ’γαθέ *VΓΘP* v. 71, τῇ ’κκλησίᾳ *VAΓΘP* v. 76. 1340, τῇ ’λεφαντίνῃ *AΓΘP* v. 1169, ἃ ’παθε $V^2\Gamma$ v. 520.

c) *interdum post consonam:* κακ’ *R* v. 337. 607, τὰ κ’ *RVΓ* v. 479.

3) *accentuum ratio* ea esse solet, ut prioris vocabuli syllaba finalis omittat gravem, teneat circumflexum, itaque scribitur τοὔλεόν, sed τοῦ ’βολοῦ; posterioris vocabuli accentus servatur, sed paroxytoni bisyllabi brachycatalecti acutus saepe mutatur in circumflexum: v. 942 τἄλλα *RAΓ* τἄλλά *Θ* τ’ ἄλλα *P* τᾶλλα *V* τἆλλα *M*; v. 787 τοὔργον *P* τ’ ὄῦργον *V* τοὖργον *AΓM* τοῦργον *Θ*; v. 1106 τ’ οὔψον *Γ* τ’ οὖψον *V* τοὖψον *AΘPM* τοῦψον *R*; quod studium etiam latius vagatur: τοῦντ’ εύθεν *R* v. 131, τοῦ λεὸν *V* v. 169.

In *encliticis bisyllabis* scribendis primo obtutu summa videtur esse codicum varietas et inconstantia ratione expers, sed accuratius intuenti tamen leges quaedam huic varietati subesse intelliguntur. Itaque a nostra ratione scribendi codices dissentiunt his fere condicionibus.

Satis raro enclitica accentu caret, ubi nos accentum ponimus, ut ὅστις ἐστιν *A* v. 264, εἴπερ ποτε *RPM* v. 594, οἶος ἐστιν *RVAP* v. 871, ὅθεν περ εἰσιν *V* v. 333 al., quarum scriptionum non ratio aliqua sed negligentia causa esse videtur.

Multo saepius enclitica secus atque nos scribimus accentum non in vocabulo antecedenti deponit sed retinet in ultima, aut, si huius vocalis elisa est, retrahit in primam. Id in omnibus libris fieri solet post proparoxytona et properispomena: δράκοντα φησὶ (φασὶ) omnes praeter *M* v. 209, μαχεῖσθαι φασὶν (φασίν) omnes v. 576, εἶναι φημί σου omnes v. 447, οἶσιν ἐστὶ omnes v. 468, πᾶσιν ἐστὶν omnes v. 616, οἶος ἐστὶν *ΓΘM* v. 871, οἶον ἐστὶ *RVM* v. 852 al.; huc referendum etiam ἀλιτηρίων σε φημί *VAΓΘP* v. 445. Deinde propter elisionem accentu retracto: ἄξιος ἔσθ’ omnes v. 509, δακτύλιος ἔσθ’ *VAΓΘP* v. 951, οἶος ἔσθ’ *AΓΘ* v. 335, δῆτα φήσ’ R^2 φὴισ’ *V* φὴσ’ *A* φῆσ’ $R^1\Gamma\Theta P$ v. 195, τοῦτο φήσ’ *R* φὴσ’ *V* *φῆσ'* reliqui v. 1025 al. Non pari constantia, et in vetustioribus potissimum codicibus, encliticae accentum servant post perispomena et oxytona (oxytonorum acuto modo servato modo in gravem mutato): *οὖν ποτὲ RA* v. 17, *ζητεῖν τινὰ RVΓΘP* v. 11, *ὑμῶν ἐστὶν RΓ* v. 268, *ὑμῶν φησὶν RV* v. 512 al. *γὰρ ἐστὶ R* v. 40. *ὠμὸς ἐστὶν* (*ἐστὶ V*) *RV* v. 260, *δεινὸν ἐστὶ RVΓP* v. 878, *πρωκτὸς* (ὸ ex ό corr.) *ἐστὶν R πρωκτός ἐστὶ V* v. 78, *τί ἐστίν V* v. 123, *πονηρός εἰμί R* v. 336 al.; accentu propter elisionem retracto: *ἐμοῦ πόθ' V* v. 861, *γὰρ ἔστ' RAΘ γάρ ἔστ' V* v. 844, *Παφλαγὼν* (*-ών Γ*) *ἔσθ' VΓΘP* v. 203, *ἐχθρὸς εἶμ' Θ ἐχθρός εἶμ' R* v. 34 al.

Interdum syllaba finalis proparoxytoni vel properispomeni acuitur, quamquam ancliticum quod sequitur accentum suum retinuit: *εὗρὲ τίν' R* v. 20, *οἷός ἔσθ' V οἷός ἐστὶν R* v. 335, *δῆλός ἐστὶν V* v. 330, *ὅθενπέρ εἰσὶν R* v. 333.

Praeterea monendum, nonnunquam codices pro *ἐστι ἐστί ἐστιν ἐστίν* exhibere *ἔστι ἔστιν*. Id interdum incuria fit, ut *παρόντων ἔστι V* v. 30, *γὰρ ἔστι P* v. 207, *ὅστις ἔστι ΓΘ* v. 228, *οἷον ἔστι Γ* v. 852, saepius ex ratione aliqua, sive propter sententiam, ut v. 1022. 1027. 1086. 1282, ubi nos codicum lectiones in Scripturae discrepantia attulimus, sive quia vocabuli antecedentis vocalis finalis elisa est, ut *ἀλλ' ἔστι* omnes praeter *A* v. 850, *ἄλλα γ' ἔστι M ἀλλὰ γ' ἔστι Γ ἄλλ' ἄγ' ἔστι Θ* v. 417, *τοῦτό γ' ἔστιν A τοῦτο γ' ἔστιν Γ* v. 955, *ἔτ' ἔστιν M* v. 192 (sed *ἔτ' ἐστὶν* v. 141 omnes praeter *V* qui habet *ἐστιν*), *ταῦτ' ἔστιν ΓM* v. 202, *ταῦτ' ἔστί πω VΓ* v. 843, *δῆμ' ἔστιν μ' Γ δῆμ' ἔστι μ' V* v. 820 al. Sed semper scribunt *τί ἐστι*; (vel *τί ἐστί*;) non *τί ἔστι*, ut Velsenus, Dindorfium secutus, dederat v. 109. 123. 150. 157. 957 (exc. sol. *Γ τί ἒστι* v. 109, *A τί έστιν* v. 957).

Interpungunt omnes *puncto* · et *signo interrogationis* ; sed utrumque saepe omittunt et in interrogatione punctum ponunt. Quod raro adnotavi ubi ex re esse videbatur. *Virgula* , non est in *V* (praeter *οἵ, τε* v. 223) et *A*, rarissime in *R*, raro in *ΓΘ*, saepe et fere eadem ratione adhibita qua nos utimur, in *P*, saepe etiam in *M*, sed in hoc libro plane diversa ratione usurpata, id est non solum ad pausas minores grammaticas significandas sed etiam ad pausas, ut ita dicam, rhetoricas, quae fieri solent in recitatione post vocabula maiore cum vi pronuntiata ad exspectationem audientium incitandam. Eius generis sunt v. 61 ὁ *δὲ γέρων, σιβυλλιᾶ* v. 164 *τούτων ἁπάντων, αὐτὸς ἀρχέλας ἔσῃ* v. 191 *ἡ δημαγωγία γάρ, οὐ πρὸς μουσικοῦ* v. 206 ὁ *δράκων δέ, πρὸς τί* v. 223 *οἵ τε πλούσιοι, δεδίασιν αὐτὸν* v. 327 ὁ *δ' ἱπποδάμου, λείβεται θεώμενος*; etiam si duae res inter se opponuntur, v. 76 *τὸ μὲν, ἐν πύλῳ, τὸ δ' ἕτερον, ἐν τῇ ἐκκλησίᾳ*; sed non solum post subiectum enuntiati, sed etiam post coniunctionem vel aliam particulam in capite enuntiati positam: v. 156 *ἔπειτα, τὴν γῆν πρόσκυσον* v. 543 *κᾆτ' ἐντεῦθεν, πρωρατεῦσαι*; deinde fere semper virgula ponitur post participium cum subiecto coniunctum, v. 88 *πῶς δ' ἂν, μεθύων, χρηστόν τι βουλεύσαιτ' ἀνήρ·* v. 326 *ἦ σὺ πιστεύων, ἀμέλγεις* v. 391 *τοιοῦτος ὢν, ἅπαντα τὸν βίον* 423 *καὶ ταῦτα δρῶν, ἐλάνθανον* al.; denique fere constanter post particulam *ἄν*: v. 40 *λέγοιμ' ἂν, ἤδη.* v. 81 *ὅπως ἂν, ἀποθάνοιμεν ἀνδρικώτατα* al.

Personarum vices significantur *siglis* personarum, quorum loco *R* saepe habet lineolam — ante versum, punctum duplicatum : in mediis versibus (raro mediis versibus spatium vacuum relictum est ad novam personam significandam, v. 186. 442. 957. 962. 1003. 1395). Etiam *M* sigla saepe omittit, multo saepius quam *R*, sed eorum loco lineolam non semper scribit, punctum duplicatum nunquam. Ea de re ratio reddita est in Script. discr. *A* sigla omisit inde a v. 1355, *P* hic illic per totam fabulam, lineola aut puncto duplicato neuter utitur. *VΓΘ* sigla nunquam (nisi fortuito) omittunt, sed praeter haec *V* saepe in fine versus signum : vel ·: in medio versu signum : vel :- habet, *Γ* utroque loco : vel :. vel ⁘ (sed *Γ* saepius, etiam ubi persona non mutatur, signo : in fine versus pro simplici puncto utitur, velut v. 538. 541. 542. 543. 544. 548. 553. 555. 564. 566. 575. 1115 sqq.).

Personarum sigla in codicibus sunt haec. *Demosthenis:* $\overset{M}{\Delta H}$/ vel ΔH/ *R*; Δ^{H} Δ^{η} *V*; $\overset{M}{\Delta H}$ $\delta\overset{\mu}{\eta}$ *A*; $\delta\overset{\mu}{\eta}$ $\delta\tilde{/}$ $\delta_{/}^{\eta}$ *Γ*; Δ. δη. δ. δ^{η} *Θ*; $\overset{M}{\Delta H}$ $\delta\overset{\mu}{\eta}$ *P*; $\delta\eta^{\mu o\sigma\vartheta}$ δή/ $\delta\widetilde{\eta}$/ *M*; (inde a v. 155 saepius pro Demosthenis persona *Servi* persona posita est: ΘE/ v. 155. 240. 244. 366. 375. 400 *R*; Θ^{ε}/ v. 375. 400 *V*; Θε v. 366.

375. 398 *A*; ϑ$^{\varepsilon}$ v. 400 *Γ*; ϑερ$^{\alpha}$: v. 400 *Θ*; ϑ$^{\widetilde{\varepsilon}}$/ v. 366. 375. 400 *P*; Θ$^{\bar{\varepsilon}}$/ v. 375 *M*). *Niciae:* $N\overset{\varkappa}{I}$ *R*; $N\iota^{\varkappa}$ *V*; $\nu\iota^{\varkappa}$ νι *A*; νικι$^{\alpha\varsigma}$ *Γ*; ν. νι. νικ. *Θ*; νικ̓ί *P*; νι$^{\varkappa}$/ *M*. (Pro nomine servorum est ἕτερος *M* v. 32. 33. 35. 36. 72). *Isiciarii:* αλλ$^{\tau}$/ *R*; ἀλλ$^{\alpha}$/ *V*; ἀλλ$^{\alpha}$/ ἀλλ$^{\underline{\alpha\nu}}$ ἀλλ$^{\underline{\alpha\overset{\tau}{\nu}}}$ ἀλλ$^{\tau\pi\lambda}$ ἀλλ$^{\alpha\overset{\tau\pi\lambda}{\nu}}$ ἀλλαντ *A*; ἀλλ$^{\alpha}$/ *Γ*; ἀλλ$^{\alpha}$: αλ$^{\alpha}$: αλλ. αλ. *Θ*; ἀλλα$\overset{\tau}{\nu}$ *P*; ἀλλα/ ἀλλ$^{\acute{\alpha}}$/ *M*. *Cleonis:* κλ$^{\varepsilon}$/ *RV*; κλ$^{\acute{\varepsilon}}$/ *AM*; κλέ. κλ. *Θ*; κλ$\widehat{\varepsilon}$ *ΓP*. *Demi:* $\Delta\overset{M}{H}$/ ΔH/ *R*; Δ$^{\tilde{H}}$/ Δ$^{\eta}$/ Δ^{H}/ *V*; δ$\overset{\mu}{\eta}$ *A*; δῆμος *Γ*; Δ$\overset{\mu}{\eta}$. Δημ. δ$\overset{\mu}{\eta}$ δη. *Θ*; Δ$\overset{\mu}{\widehat{\widehat{H}}}$ *P*; δῆ/ δή/ *M*.

Haec igitur sunt, quae in Scripturae discrepantia aut omnino omisi adnotare aut interdum tantum ubi opus esse videbatur memoravi. Sed praeterea de hac editionis parte pauca monenda sunt. *Manus diversas* numeris parvis ^{1} ^{2} ad sigla codicum adscriptis significavi, sed plerumque satis habui eius tantum manus lectionem adnotare, quae a lectione textus mei dissentit, sive prima est, sive secunda, velut v. 7 διαβολεῖν P^{1} significat in *P* lectionem primae manus διαβολεῖν a secunda manu in διαβολαῖς correctam esse. *Rasurae* asteriscis * tot significantur quot litterae erasae esse videntur, ut v. 136 ἐπιγί*εται *Γ* unam litteram erasam esse significat, v. 134 ἕως**ἕτερος *Γ* duas litteras. *Aldinam* cum pro codice habeam, ubicunque siglis *codd.* aut *reliqui* omnes aut multos codices conspirare significavi, etiam Aldinam cum illis consentire intelligas, nisi diversa eius lectio adnotata est. *Suidae* lectiones ubi lemmate non adnotato attuli, ipsum Aristophanis vocabulum a Suida pro lemmate adhibitum esse scias.

Hactenus de Scripturae discrepantia. De reliquis libri partibus pauca sunt quae dicenda esse videantur.

Atque in verbis poetae restituendis Velsenum nimis audacter rem gessisse, hodie vix quisquam est qui neget. Nempe nemo infitias it, textum poetae, quem libri exhibent, innumeris mendis inquinatum esse, sed horum mendorum medela certa multo rarius inventa est, quam fidem facit textus a Velseno constitutus. Deinde de multis codicum lectionibus quas Velsenus corruptas putavit dubitari licet an genuinae sint. Quamobrem e coniecturis quas Velsenus in textum receperat et ipsius et aliorum permultas ut incertas reieci earumque loco verba codicibus tradita restitui, interdum, ubi aperte vitiosa lectio librorum videbatur, cruce † adpicta. Nonnullis locis recepi coniecturas sive spretas a Velseno sive post illum inventas; quae ipse recte mihi invenisse videor, perraro textui inserui, plerumque in Adnotatione critica attuli. Ceterum versus longiores et breviores *ἐκθέσει* et *εἰσθέσει* distinxi non quo Heliodori doctrinam promerem sed ut lectorum commodis consulerem; in versibus carminum choricorum discribendis fere semper rationes Augusti Rossbachii viri venerabilis, collegae spectatissimi, secutus sum.

Eam partem editionis, cui inscriptum est Adnotatio critica, haud parum ampliavi. Nam cum Velsenus satis habuisset, hoc loco nomina eorum, quorum coniecturas recepit, enumerare, mihi ante omnia ea significanda erant, quibus huius editionis textus a priore editione dissentit; itaque Velseni lectiones a me reiectas in Adn. crit. suis locis memoravi, additis verbis *Vels.* (vel *Vs.*) *in proecd.* Deinde, quod multos homines doctos optare sensi, addidi delectum coniecturarum quae aut probabiles esse aut ad genuinam lectionem investigandam aliquid conferre aut alia de causa mihi memorabiles esse viderentur. Interdum etiam, quid ipse de aliquo loco iudicarem, breviter significavi. Sed uberius de causis et rationibus quae me ad multos locos aliter constituendos quam fecerat Velsenus impulerunt disputaturus sum in libello peculiari, cui inscriptum erit Aristophanesstudien.

Restat ut gratias agam quam maximas Ottoni Kaehlero viro doctissimo et de Aristophane meritissimo, qui non modo in plagulis corrigendis me strenue adiuvit verum etiam de multis aliis rebus roganti mihi consilium et doctrinam suam adesse non recusavit.

Vratislaviae Id. Ian. 1897.

Konradus Zacher.

ΑΡΙΣΤΟΦΑΝΟΥΣ

ΙΠΠΗΣ.

ΤΑ ΤΟΥ ΔΡΑΜΑΤΟΣ ΠΡΟΣΩΠΑ

ΔΗΜΟΣΘΕΝΗΣ }
ΝΙΚΙΑΣ } ΟΙΚΕΤΑΙ.
ΑΓΟΡΑΚΡΙΤΟΣ ΑΛΛΑΝΤΟΠΩΛΗΣ.
ΚΛΕΩΝ.
ΧΟΡΟΣ ΙΠΠΕΩΝ.
ΔΗΜΟΣ.

---

deest index personarum in *R* et *P*.

δημοσθένης. ἀγοράκριτος ὁ καὶ ἀλλαντοπώλης: χορὸς ἱππέων. νικίας. κλέων. δῆμος :∼ *V*

δημοσθένης. κλέων. νικίας. οἰκέται. δῆμος. ἀγοράκριτος ἀλλαντοπώλης. χορὸς ἱππέων :∼ *ΑΓ*

δημοσθένης. νικίας οἰκέται. κλέων. δῆμος. ἀγοράκρίτ$\overset{\text{ος}}{\text{ης}}$ *ἀλλαντοπώλης. χορὸς ἱππέων* + *Θ*

δημοσθένης. νικίας. χορὸς ἱππέων. δῆμος. ἀγοράκριτος. ἀλλαντοπώλης. κλέων :· *M*

Δημοσθένης. Νικίας. Ἀγοράκριτος ὁ καὶ ἀλλαντοπώλης.
Χορὸς ἱππέων. Κλέων. Δῆμος. Ald

ΥΠΟΘΕΣΕΙΣ.

I.

Τὸ δρᾶμα τῶν Ἱππέων ποιεῖται εἰς Κλέωνα, τὸν τῶν Ἀθηναίων δημαγωγόν. ὑπόκειται δὲ ὡς Παφλαγὼν νεώνητος, δουλεύων τῷ Δήμῳ, καὶ προαγόμενος παρ' αὐτῷ περιττότερον. ἐπιτιθεμένων δὲ αὐτῷ δυοῖν τοῖν δμοδούλοιν, καὶ κατά τινα λόγια πονηρίᾳ διάσημον ἀλλαντοπώλην Ἀγοράκριτον ἐπαγόντοιν, ὃς ἐπιτροπεύσει τοῦ δήμου τῶν Ἀθηναίων, αὐτοὶ οἱ Ἀθηναίων Ἱππεῖς συλλαβόντες ἐν χοροῦ σχήματι παραφαίνονται· ὑφ' ὧν προπηλακιζόμενος ὁ Κλέων ἀγανακτεῖ, καὶ διενεχθεὶς ἱκανῶς περὶ τοῦ ἀναγωγότερος εἶναι τῶν ἐναντιουμένων,

[illegible]

ADNOTATIO CRITICA.

v. 6 *ἐπιτροπεύσει*] Ribbeckius. — v. 9 *ἀναγωγότερος*] ex cod. Vat. sumpsi.

SCRIPTURAE DISCREPANTIA.

Nulla hypothesis est in *R* et *P*, in ceteris argumentorum ordo hic est: *V*: I. II, 1. 2. 3. ind. pers.; iuxta arg. I in margine scripta sunt III. II, 4. 5. — *Α*: I. II, 1. — *Γ*: III. II, 2. 4. 3. ind. pers. I. II, 1. — *Θ*: III. II, 2. 4. 3. ind. pers. I. — *M*: II, 1. 2. ind. pers. II, 3. — *Ald*: I. II, 1. 2. III. II, 4. 3. ind. pers.

Argum. I est in *VΑΓΘAld*.

Superscr.: *ὑπόθεσις ἱππέων ἀριστοφάνους. VAld ἀριστοφάνους ὑπόθεσις ἱππέων* :∼ *Α*

v. **1** *τῶν ἱππέων*] *τοῦτο VAld* | *τὸν τῶν Ἀθηναίων*] *τὸν* om. *Ald τῶν* om. *VΑΘΓ* ‖ v. **3** *προαγόμενος*] *προαγόμενον ΓΘ* ‖ v. **4** *αὐτῷ*] *αὐτῶν Α* ‖ v. **5** *πονηρίᾳ*] *πονηρίας ΑΓΘ* | *διάσημον*] ex *διάσημος* corr. *Α διάσημα ΓΘ* ‖ v. **6** *ὃς ἐπιτροπεύσει*] *ὃς ἐπιτροπεύει VΑΓΘ ὡς ἐπιτροπεύσῃ Ald* | *τοῦ δήμου τῶν Ἀθηναίων*] om. *Α* | *αὐτοὶ οἱ Ἀθηναίων*] om. *ΑΓΘ αὐτοὶ δὲ οἱ ἀθηναίων V* ‖ v. **7** *συλλαβόντες*] *συλλαβών δε Γ* | *χοροῦ*] *χορῶ Γ* | *παραφαίνονται*] *παραφέρονται Θ* ‖ v. **8** *διενεχθεὶς*] *διανεχθεὶς Α* ‖ v. **9** *περὶ*] *παρὰ Γ* | *ἀναγωγότερος*] *ἀλογώτερος V ἀνώτερος ΑΓΘAld* *σφὰς ὡς συνομωμοκότας κατὰ τῆς πόλεως διαβαλῶν πρὸς τὴν βουλὴν ἵεται· διώξαντος δὲ καὶ τοῦ ἀλλαντοπώλου κατὰ πόδας, οἱ Ἱππεῖς περί τε τοῦ ποιητοῦ τινα καὶ τῶν προγόνων, ἔτι δὲ καὶ τῶν συγκινδυνευόντων σφίσιν ἐπὶ ταῖς μάχαις ἵππων, πρὸς τοὺς πολίτας ἁδροτέρως διαλέγονται. ὅ τε ἀλλαντοπώλης περιγεγενημένος ἐν βουλῇ μάλα γελοίως τοῦ Κλέωνος, καὶ λοιδορούμενος αὖθις αὐτῷ προσέρχεται· ἐκκαλεσαμένου δὲ τοῦ Κλέωνος τὸν Δῆμον, προσελθὼν οὗτος διαφερομένων ἀκροᾶται. λόγων δὲ πολλῶν γενομένων κατὰ τοῦ Κλέωνος, τοῦ Ἀγορακρίτου μάλ' ἐντέχνως τοῖς ἐπινοήμασι καὶ ταῖς θωπείαις, καὶ προσέτι ταῖς ἐκ τῶν λογίων ὑπερβολαῖς κρατοῦντος, κατὰ μικρὸν τοῖς λόγοις ὁ Δῆμος συνεφέλκεται. δείσαντος δὲ τοῦ Κλέωνος κἀπὶ τὸ ψωμίζειν τὸν Δῆμον ὁρμήσαντος, ἀντιψωμίζειν ἅτερος ἐγχειρεῖ. καὶ τέλος τοῦ Δήμου τὴν ἑκατέρου κίστην συνέντος, εἶτα τῆς μὲν κενῆς, τῆς δὲ τοῦ Κλέωνος μεστῆς εὑρεθείσης ἐλεγχθεὶς αὐτὸς ὡς περιφανῶς τὰ τοῦ Δήμου κλέπτων, εἴκει θατέρῳ τῆς ἐπιτροπείας. μετὰ ταῦτα δὲ τοῦ ἀλλαντοπώλου τὸν Δῆμον ἀφεψήσαντος, εἶτα νεώτερον ἐξαυτῆς εἰς*

ADNOTATIO CRITICA.

v. 1 *διαβαλῶν*] addidit Bergkius. — v. 4 *ἵππων*] add. Brunckius. — v. 16 *περιφανῶς*] Brunckius. — v. 17 *εἴκει*] Brunckius.

SCRIPTURAE DISCREPANTIA.

v. **1** *συνομωμοκότας*] *συνωμοκότας Γ* | *κατὰ*] *ἐκ VΑΓΘ* | *διαβαλῶν*] om. codd. ‖ v. **2** *ἵεται*] *ἵεται Θ* (*ε* in ras.) | *διώξαντος*] *διώσαντος ΑΓ* ‖ v. **3** *περί*] *παρά Γ* ‖ v. **4** *τῶν*] om. *ΑΓΘ* | *συγκινδυνευόντων*] *κινδυνευόντων Ald* | *ἵππων*] om. codd. ‖ v. **5** *πολίτας*] *ποιητὰς ΑΓΘ* | *ὅ τε*] *ὅτι ΑΓΘ* | *περιγεγενημένος*] *παραγεγενημένος ΑΓΘAld* ‖ v. **6** *γελοίως τοῦ Κλέωνος*] *τοῦ κλέωνος γελοίως ΑΓΘ* ‖ v. **8** *διαφερομένων*] *διαφερόμενος Α διαφθειρομένων V διαφθειρ$\overset{\mu}{ο}$ Γ διαφθείρει τοὺς Θ* | *ἀκροᾶται*] *ἀκροατὴς Α ἀκρο$\overset{τ̀}{α}$ Γ ἀκροατὰς Θ* ‖ v. **10** *ἐπινοήμασι*] *νοήμασι Α* ‖ v. **11** *κρατοῦντος*] *κατακρατοῦντος ΑΓΘ* ‖ v. **12** *τοῖς λόγοις ὁ Δῆμος*] *ὁ δῆμος τοῖς λόγοις VAld* v. **14** *κίστην*] *σίτησιν ΑΓΘAld* ‖ v. **16** *ἐλεγχθεὶς*] *ἐλεχθεὶς VΓ* | *ὡς*] *ὥσπερ ΑΘAld* | *περιφανῶς*] *περιφανὴς* codd. ‖ v. **17** *εἴκει θατέρῳ*] *ἐκεῖ θατέρῳ* (*θατέρων Θ*) *ΑΓΘ ἐκβάλλεται VAld* | *δὲ*] om. *ΑΓΘ* | *τοῦ ἀλλαντοπώλου*] in ras. *V* ‖ v. **18** *τὸν Δῆμον ἀφεψήσαντος*] *ἀφεψήσαντος τὸν δῆμον ΑΓΘ* | *ἐξαυτῆς*] *ἐξ αὐτῆς ΑΓΘAld* | *εἰς*] *ἐς Ald* τοὐμφανὲς γεγονότα προάγοντος, Κλέων περικείμενος τὴν Ἀγορακρίτου σκευὴν ἐπὶ παραδειγματισμῷ διὰ μέσης πόλεως ἀλλαντοπωλῶν ἀνὰ μέρος καὶ τῇ τέχνῃ χρησόμενος πέμπεται, καὶ ἡ ἐπιτροπὴ τῷ ἀλλαντοπώλῃ παραδίδοται. τὸ δὲ δρᾶμα τῶν ἄγαν καλῶς πεποιημένων.

II.

ΑΛΛΩΣ.

1. Ὁ σκοπὸς αὐτῷ πρὸς τὸ καθελεῖν Κλέωνα. οὗτος γὰρ βυρσοπώλης ὢν ἐκράτει τῶν Ἀθηναίων ἐκ προφάσεως τοιαύτης. Ἀθηναῖοι πόλιν Πύλον, λεγομένην Σφακτηρίαν, ἐπολιόρκουν διὰ Δημοσθένους στρατηγοῦ καὶ Νικίου· ὧν στρατηγῶν χρονισάντων ἐδυσχέραινον οἱ Ἀθηναῖοι. καὶ εἰς ἐκκλησίαν συνελθόντων αὐτῶν καὶ ἀδημονούντων, Κλέων τις βυρσοπώλης ἀναστὰς ὑπέσχετο δεσμίους φέρειν τοὺς ὑπεναντίους εἴσω εἴκοσιν ἡμερῶν, εἰ στρατηγὸς αἱρεθείη· ὅπερ καὶ γέγονε. κατὰ τὰς ὑποσχέσεις οὖν ἐστρατήγει κυκῶν τὴν πόλιν. ἐφ' οἷς μὴ ἐνεγκὼν Ἀριστοφάνης καθίησι τὸ τῶν Ἱππέων δρᾶμα δι' αὐτοῦ, ἐπεὶ τῶν σκευοποιῶν οὐδεὶς ἐπλάσατο τὸ τοῦ Κλέωνος πρόσω-

---

ADNOTATIO CRITICA.

v. 1 Κλέων] Kusterus. — v. 2 παραδειγματισμῷ] idem. — v. 9 Πύλον delet Ribbeckius. — v. 15 κυκλῶν Vels. in proecd., qui post πόλιν vocem excidisse putat talia fere: ἐπαρθεὶς δὲ ἐκύκα τὴν πόλιν.

SCRIPTURAE DISCREPANTIA.

v. **1** γεγονότα] γεγονότος *A* | προάγοντος] προαγαγόντος *VAld* | Κλέων] κλέωνος codd. | περικείμενος] παρακείμενος *A* | τὴν] τήν τε *VAΓΘ* ‖ v. **2** σκευὴν] θατέραν σκευὴν *AΓΘAld* | παραδειγματισμῷ] παραδειγματισμοῦ codd. | πόλεως] τῆς πόλεως *Θ* ‖ v. **3** χρησόμενος] χρησάμενος codd. | καὶ ἡ ἐπιτροπὴ τῷ ἀλλαντοπώλῃ παραδίδοται] om. *AΓΘ*

Argum. II, 1 est in *VAΓMAld*

v. **6** ΑΛΛΩΣ] om. *VM* ἄλλως ἡ ὑπόθεσις *Γ* ‖ v. **7** ὁ] om. *Γ* | αὐτῷ] αὐτοῦ *M* ‖ v. **8** τοιαύτης] τοιᾶσδε *M* ‖ v. **9** Πύλον] πύλου *VΓM* ‖ v. **11** οἱ] om. *M* | συνελθόντων αὐτῶν] αὐτῶν συνελθόντων *M* ‖ v. **12** τις] τῆς *V* ‖ v. **13** ὑπεναντίους] ἐναντίους *MAld* | εἴσω] ἔσω in ras. *Γ* | εἴκοσιν ἡμερῶν] ἡμερῶν εἴκοσιν *M* ‖ v. **14** εἰ] om. *Γ* | καὶ] om. *M* ‖ v. **15** κυκῶν] κυκλῶν *M* ‖ v. **16** δι'] om. *M* | αὐτοῦ] ἑαυτοῦ *AM* αὑτοῦ *VΓAld* ‖ v. **17** ἐπεὶ] ἐπεὶ δὲ *M* | ἐπλάσατο τὸ κλέωνος πρόσωπον διὰ φόβον, αὐτὸς ἐπλάσατο :~ *M*, qui om. καὶ τὰ μὲν — τὸ δρᾶμα.

που διὰ φόβον. καὶ τὰ μὲν πρῶτα κύπτει φοβούμενος· εἶτα προφανεὶς αὐτὸς ἀνεδίδαξε τὸ δρᾶμα.

2. Ἔοικεν ὁ προλογίζων εἶναι Δημοσθένης, ὃς ἐκεκμήκει περὶ τὴν Πύλου πολιορκίαν, ἀφηρέθη δὲ τὴν στρατηγίαν ὑπὸ Κλέωνος, ὑποσχομένου τότε τοῖς Ἀθηναίοις παραστήσασθαι τὴν Πύλον εἴσω εἴκοσιν ἡμερῶν· ὃ καὶ κατώρθωσε διὰ τὸ τὰ πλεῖστα τῆς ἁλώσεως προπεπονῆσθαι Δημοσθένει. ἔοικε δὲ ὡς ἐπὶ οἰκίας δεσποτικῆς ποιεῖσθαι τὸν λόγον. εἴη δ' ἂν δεσπότης ὁ δῆμος, οἰκία ἡ πόλις. οἰκέται δὲ δύο τοῦ Δήμου προλογίζουσι, κακῶς πάσχοντες ὑπὸ Κλέωνος. ὁ δὲ χορὸς ἐκ τῶν ἱππέων ἐστίν, οἳ καὶ ἐζημίωσαν τὸν Κλέωνα πέντε ταλάντοις ἐπὶ δωροδοκίᾳ ἁλόντα. λέγουσι δὲ τῶν οἰκετῶν τὸν μὲν εἶναι Δημοσθένην, τὸν δὲ Νικίαν, ἵνα ὦσι δημηγόροι οἱ δύο.

3. Ἰστέον ὅτι εἰς τέτταρα μέρη διῄρητο ὁ δῆμος τῶν Ἀθηναίων, εἰς πεντακοσιομεδίμνους, εἰς ἱππέας, εἰς ζευγίτας καὶ εἰς θῆτας.

ADNOTATIO CRITICA.

v. 6 διὰ τὸ πλεῖστα Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **1** κύπτει] κρύπτει *A* ‖ v. **2** προφανεὶς] προφανὲς *VΓ* προφανῶς *Ald* | αὐτὸς] αὐτὸ *Ald*

II, 2 est in *VΓΘMAld*

v. **3**—**7** pro Ἔοικεν ὁ προλογίζων — Δημοσθένει *M* habet haec: ἄλλως. ὁ τοῦ αἰκισθένους δημοσθένης. ἀφηρέθη τὴν στρατηγίαν πλεῖστα κεκοπιακὼς ὑπὸ κλέωνος ‖ v. **4** περὶ] παρὰ *Γ* | τὴν στρατηγίαν] τῆς στρατηγίας *ΓΘ* ‖ v. **5** παραστήσασθαι] παραστήσεσθαι *ΘAld* ‖ v. **6** διὰ τὸ] τῶ *Θ* τῶν *Γ* | τὰ πλεῖστα] πλεῖστα *Ald* ‖ v. **7** Δημοσθένει] τῷ δημοσθένει *ΓΘ* | δὲ ὡς ἐπὶ] δ' ἐπ' *M* ‖ v. **8** ποιεῖσθαι τὸν λόγον] τὸν λόγον ποιεῖσθαι *ΓΘ* ‖ v. **9** ὁ δῆμος γέρων τις ἄνους. καὶ οἰκία *M* | δὲ] om. *ΓΘ* ‖ v. **10** post κλέωνος *M* addit νικίας καὶ δημοσθένης. ‖ v. **11** καὶ ἐζημίωσαν] κατεζημίωσαν *M* | πέντε ταλάντοις] πέντε τάλαντα *V* τάλαντα πέντε *ΓΘ* ταλάντοις φησὶν *M* (scribendum ταλάντοις ε΄ ὡς ὁ ποιητής φησιν) ‖ v. **12** ἁλόντα] ἁλόντων *Γ* ἁλόντες *Θ* ‖ v. **12**—**13** εἶναι — δημηγόροι] νικίαν· τὸν δὲ· δημοσθένην· ὡς δημολόγοι *M* ‖ v. **13** οἱ δύο] om. *ΓΘ*

II, 3 est in *VΓΘMAld*

v. **14** ἰστέον ὅτι] om. *ΓΘM* | τέτταρα] τέσσαρα *ΓΘM* | διῄρητο] διῄρηται *ΓΘ* ‖ v. **15** ζευγίτας] ζεύγικας *Θ* ‖ v. **16** καὶ] om. *ΓΘM* | θῆτας] θῆκας *Θ*

4. *Ἐδιδάχθη τὸ δρᾶμα ἐπὶ Στρατοκλέους ἄρχοντος δημοσίᾳ εἰς Λήναια, δι' αὐτοῦ τοῦ Ἀριστοφάνους. πρῶτος ἐνίκα· δεύτερος Κρατῖνος Σατύροις· τρίτος Ἀριστομένης Ὑλοφόροις.*

5. *Οἰκία ἡ πόλις, δεσπότης ὁ δῆμος, θεράποντες οἱ στρατηγοί.*

III.

ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ.

Παράγει τινὰ Κλέωνα, τὸν καλούμενον
Παφλαγόνα, κἄτι βυρσοπώλην, πικρότατα
κατεσθίοντά πως τὰ κοινὰ χρήματα·
καὶ παραλογισμῷ διαφέροντ' ἐρρωμένως
ἀλλαντοπώλην εὐθέως δὲ σκατοφάγον,
πεισθέντα τ' ἐπιθέσθαι σὺν ἱππεῦσίν τισιν
ἐν τῷ χορῷ παροῦσι τῇ τῶν πραγμάτων
ἀρχῇ Κλέωνός τ' ἐν μέσῳ κατηγορεῖν.
ἐγένετο τοῦτ'· ἐξέπεσεν ὁ Κλέων παγκάκως·
ὁ δὲ σκατοφάγος ἔτυχε προεδρίας καλῆς.

ADNOTATIO CRITICA.

v. 8 *κἄτι*] Brunckius. — v. 10 *καὶ*] Bekkerus. — *διαφέροντ'*] Kusterus. — v. 11 *δὲ*] Velsenus. *τε* Kusterus. — v. 12 *πεισθέντα τ'*] et *ἱππεῦσιν*] Portus. — v. 14 *κατηγορεῖν*] Bergkius.

SCRIPTURAE DISCREPANTIA.

II, 4 est in *VΓΘAld*

v. **1** *ἐπὶ — Λήναια*] *εἰς λήναια ἐπὶ στρατοκλέους ἄρχοντος* (om. *δημοσίᾳ*) *ΓΘ* ‖ v. **2** *αὐτοῦ τοῦ*] om. *ΓΘ* *τοῦ* om. *V* | *πρῶτος*] *πρῶτον ΓΘ* *πρῶτος ἦν· V* ‖ v. **3** *Σατύροις*] *σαγύροις V* | *Ὑλοφόροις*] *ὁλοφύροις ΓΘAld*

II, 5 est in *V* et in Estensi III D 8.

Argum. III est in *VΓΘAld*

v. **6** *'ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΓΡΑΜΜΑΤΙΚΟΥ*] sic *Ald* *ἀριστοφάνους γραμματικοῦ* $\overset{\pi}{\upsilon}$ *ἱππέων V* *ἀριστοφάνους ὑπόθεσις ἱππέων Θ* om. *Γ* ‖ v. **7** *τινὰ*] *τὸν ΓΘ* | *καλούμενον*] *κάλου Γ* ‖ v. **8** *Παφλαγόνα*] *καὶ παφλαγόνα Γ* | *κἄτι*] *καὶ ἔτι* codd. ‖ v. **9** *πως*] om. *ΓΘ* | v. **10** *καὶ*] *ἐν* codd. | *παραλογισμῷ*] *παραλογισμοῖς ΓΘAld* | *διαφέροντ'*] *διαφοροῦντ' Ald* *διαφοροῦντα V* *διαφοροῦντες ΓΘ* ‖ v. **11** *δὲ*] om. codd. ‖ v. **12** *πεισθέντα τ'*] *πεισθέντα ΘAld* *πεισθέντ' VΓ* | *ἱππεῦσιν*] *ἱππεῦσι* codd. | *τισιν*] *τισὶ· V* ‖ v. **13** *ἐν τῷ*] *ἐν Ald* ‖ v. **14** *κατηγορεῖν*] *κατηγορεῖ* codd. ‖ v. **15** *τοῦτ'*] *τοῦτο Ald* ‖ v. **16** *ὁ δὲ*] *ὁ Ald* *ὁδί Γ*

ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΙΠΠΗΣ.

ΔΗΜΟΣΘΕΝΗΣ

Ιατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν
αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
ἐξ οὗ γὰρ εἰσήρρησεν εἰς τὴν οἰκίαν,
πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.

ΝΙΚΙΑΣ

κάκιστα δῆθ' οὗτός γε πρῶτος Παφλαγόνων
αὐταῖς διαβολαῖς. ΔΗ. ὦ κακόδαιμον, πῶς ἔχεις;

ADNOTATIO CRITICA.

Ut plerique editores recentiores, ita etiam Velsenus in proecdosi pro nominibus personarum quae in libris tradita sunt Demosthenis Niciae Cleonis posuerat *ΟΙΚ. Α*, *ΟΙΚ. Β*, *ΠΛΦ.* Ego vero, quamquam ipsum Aristophanem illa nomina non apposuisse constat (qua de re videndus Dindorfius in Adnot. ed. Ox. p. 291), tamen cum huic editioni id potissimum propositum sit, ut traditionis imaginem quam maxime fieri possit fidam eandemque perspicuam praebeat, magis e re esse duxi, personarum notas quae in libris sunt non mutari.

SCRIPTURAE DISCREPANTIA.

Inscriptio supra v. 1: *ἀριστοφάνους ἱππῆς R Ald Vat ἀριστοφάνους ἱππεῖς V A P ἀριστοφάνους δρᾶμα ἱππέων M ἀριστοφάνους ἱππεῖς* :∼ *προλογίζει δημοσθένης. Γ*

Personarum notae a manu secunda appictae sunt in *Α Θ*

v. **1** *ΔΗΜΟΣΘΕΝΗΣ*] *οἰκετ.* $\overset{\mu}{\delta\eta}$ *Γ* $\Delta\eta\mu o^{\sigma\vartheta\varepsilon\nu\eta\varsigma}$ *οἰκέτης. M* | *ἰατταταιὰξ*] *ἰατταντaιὰξ Γ* | *ἰατταταῖ*] *R ἰατταταί V Γ Θ P ἰατταταὶ A M Ald* ‖ v. **3** *ἀπολέσειαν*] *ἀπωλέσειαν V* ‖ v. **4** *ἐξ οὗ*] *ἀφ' οὗ Su* v. *εἰσήρρησεν* (cf. Hesych. *ἐξ οὗ· ἀφ' οὗ*) | *εἰσήρρησεν*] *εἰσηίρησεν* lemm. schol. *V εἰσήρησεν M εἰσέφρησε* v. l. a schol. allata ‖ v. **5** *τοῖς οἰκέταις*] *τοὺς οἰκέτας R* ‖ v. **7** *αὐταῖς*] *R P Ald αὐταῖσι* reliqui, etiam lemm. schol. et *Su* | *διαβολαῖς*] *διαβολεῖν* P^1

ΝΙ. κάκῶς καθάπερ σύ. *ΔΗ.* δεῦρο δὴ πρόσελθ', ἵνα
ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
ΔΗ. καὶ *ΝΙ.* μὺ μῦ μὺ μῦ μὺ μῦ μὺ μῦ μὺ μῦ μὺ μῦ. 10
ΔΗ. τί κινυρόμεθ' ἄλλως; οὐκ ἐχρῆν ζητεῖν τινα
σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
ΝΙ. τίς οὖν γένοιτ' ἄν; *ΔΗ.* λέγε σύ. *ΝΙ.* σὺ μὲν οὖν
μοι λέγε,
ἵνα μὴ μάχωμαι. *ΔΗ.* μὰ τὸν Ἀπόλλω 'γὼ μὲν οὔ.
ΝΙ. πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν; 16
ΔΗ. ἀλλ' εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω. 15
ΝΙ. ἀλλ' οὐκ ἔνι μοι τὸ θρέττε. πῶς ἂν οὖν ποτε 17
εἴποιμ' ἂν αὐτὸ δῆτα κομψευριπικῶς;
ΔΗ. μή μοί γε, μή μοι, μὴ διασκανδικίσῃς.

ADNOTATIO CRITICA.

Personarum vices in versibus 13. 14 correxit Beerius. — v. 13 *τίς ἂν οὖν γένοιτ' ἄν* coni. Hirschigius. — Versuum 15 et 16 ordinem invertit et personarum vices restituit Sauppius. — v. 15 *κἀγὼ σοὶ*] Cobetus.

SCRIPTURAE DISCREPANTIA.

v. 8 *δεῦρο δὴ*] *R* Vat^2 *δεῦρο νῦν* reliqui, etiam *Su* ‖ v. 9 *κλαύσωμεν*] *πενθήσωμεν Su* (v. *ξυναυλίαν*) | *νόμον*] litterae *ον* in ras. *Θ* *νόλόμον R νόμῳ Eustath.* ‖ v. 10 *ΔΗ. καὶ ΝΙ.*] sic *Θ* om. *R Ald Vat* soli Niciae versum dant ceteri | *μῡ μῡ μῡ μῡ μῡ μῡ μῡ μῡ μῡ μῡ μῡ μῡ RΓ μῦ* (*μύ A*) *μῦ μῦ μῦ μῦ μῦ μῦ μῦ μῦ μῦ μῦ μῦ VAΘ Vat μυ μυ μυ μυ μυ μυ μυ μυ μυ μυ μυ μυ P μΰ μΰ μΰ μΰ μΐ μΰ μΰ μΰ μΰ μΰ μΰ μΰ* deletis deinde accentibus *M μὺ μῦ. μὺ μῦ. μὺ μῦ. μὺ μῦ. μὺ μῦ. μὺ μῦ Ald Su* ‖ v. 11 *ΔΗ.*] om. *R Ald* | *κινυρόμεθ'*] ex *κυνυρόμεθ'* corr. *A κινυρόμεσθ' RP κυνυρόμεσθ' V* ‖ v. 12 *νῷν*] *νῶϊν VA νῶιν R Vat* ‖ v. 13 *ΔΗ.*] om. codd. | *ΝΙ.*] Demosthenis nota in codd. (in rasura *Θ*) | *μοι*] om. V^1 (et lemm. schol. *V Ald*), add. V^2 ‖ v. 14 *ἵνα μὴ*] *R Ald Vat ἵνα σοι μὴ VAΘPM ἵνα* * $\overset{\text{σοι}}{\text{μή}}$ *Γ* | *ΔΗ.*] Niciae nota codd. ‖ versuum 15. 16 ordo in codicibus is est, quem numeri supra in textu appicti indicant ‖ v. 15 *ΔΗ.*] om. codd. (rasura del. not. pers. *Γ*) | *ἀλλ'*] om. *R* | *κἀγὼ σοὶ*] *κἀγώ σοι* codd. (*κά* om. M^1 add. M^2) ‖ v. 16 *ΝΙ.*] Demosthenis nota codd. | *ἁμὲ*] *ἃμέ R*, acc. acut. del. R^2 *ἆμε VAΓΘM ἆ 'με Ald* ‖ v. 17 *θρέττε*] litterae *ττε* in ras. $Γ^2$ *θράττε* lemm. schol. *V* | ante *πῶς*] notam Demosthenis habet *M*, habuit *Γ* sed del. $Γ^2$, supra lin. *Θ* ‖ v. 18 *αὐτὸ*] ex *αὐτὼ* corr. *R* | *κομψευριπικῶς*] *κομψευριπιδικῶς M Ald* ‖ v. 19 *ΔΗ.*] $\overset{\text{ασ}}{\text{νικί}}$ $Γ^1$ | *διασκανδικίσῃς*] *διασκανδικήσῃς* $RΓ^1M^1Su$ *διασκανδακίσῃς* $Θ^1$

ἀλλ' εὑρέ τιν' ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
ΝΙ. λέγε δὴ μολωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
ΔΗ. καὶ δὴ λέγω· μολωμεν. ΝΙ. ἐξόπισθε νῦν
αὐτο φάθι τοῦ μολωμεν. ΔΗ. αὐτο. ΝΙ. πάνυ καλῶς.
ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε
τὸ μολωμεν, εἶτα δ' αὐτο, κᾆτ' ἐπάγων † πυκνόν.
ΔΗ. μολωμεν αὐτο μολωμεν αὐτομολῶμεν. ΝΙ. ἦν,
οὐχ ἡδύ; ΔΗ. νὴ Δία· πλήν γε περὶ τῷ δέρματι
δέδοικα τουτονὶ τὸν οἰωνόν. ΝΙ. τί δαί;

ADNOTATIO CRITICA.

post vm. 20 Velsenus ingeniose coniecit versum excidisse talem fere: *ΝΙ. λέγε νῦν μόλω. ΔΗ. μόλω. ΝΙ. ἐπίθες τὸ μεν. ΔΗ. ποιῶ.* Sed offendit hoc *ποιῶ*, et, si eiusmodi versus ante vm. 21 excidit, illi, non versui 21 convenire vocem *δή* recte Ribbeckius monuit. Quamobrem potius sic scriptum fuisse putaverim: *ΝΙ. λέγε δὴ μολω. ΔΗ. μολω. ΝΙ. ἔπαγε νῦν μεν. ΔΗ. μεν. ΝΙ. εὖ. λέγε νῦν μολωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.* — v. 25 *κᾆτ' ἐπάγων*] Engerus. — *πυκνόν* — Kockius. An legendum *πύκνου* (cf. Nub. 701 *πάντα τρόπον τε σαὐτὸν στρόβει πυκνώσας*)? — v. 26 *ἤν,*] Brunckius ex cod. Paris. B. — v. 27 *νὴ Δί·* Dindorfius.

SCRIPTURAE DISCREPANTIA.

v. 20 *ἀπόκινον*] *ἀπόκ*ινον M* | *δεσπότου*] *δεσπότο· R* ‖ v. 21 *ΝΙ.*] Demosthenis nota $\Gamma^1\Theta$ | *μολωμεν*] *μολῶμεν* M^2 et var. lect. a schol. allata *μόλωμεν* reliqui ‖ v. 22 *ΔΗ.*] Niciae nota $\Gamma^1\Theta$ | *μολωμεν*] *μολῶμεν* M^2 *μόλωμεν* reliqui | *ΝΙ.*] Demosth. nota $\Gamma^1\Theta$ ‖ Notae personarum a versu 23 usque ad vs. 40 in rasura sunt et a secunda manu pictae *Γ* ‖ v. 23 *αὐτο*] *αὐτὸ* codd. | *φάθι*] *φαθὶ* $R\Gamma^2 Su$ *φᾶ*θι M* | *τοῦ*] ex *τοῦτο* corr. *R* $\overset{\tilde{\upsilon}}{\tau o}$ *V* (litt. *ῦ* in ras. V^2) *τὸ* Γ^2 | *μολωμεν*] *μολῶμεν* M^2 *μόλωμεν* reliqui | *ΔΗ.*] *νι. Θ* | *αὐτο*] *αὐτό* $RV^1\Theta M$ *Vat αὐτόν* V^2 *αὐτὸ ΑΓΡAld* | *ΝΙ.*] *δ. Θ* | *καλῶς*] *καλὸν* A^1 | *πάνυ καλῶς* insequenti versui add. *M* ‖ v. 24 Demosthenis notam praef. *A* | *δεφόμενος*] *δεφο*μενος M* | *ἀτρέμα*] *ἀτρέμας M* | *πρῶτον*] om. $A\Theta^1M$ supra lin. adi. Θ^2 in ras. sunt litterae *πρῶ* Γ^2 v. 25 *τὸ μολωμεν*] om. *M τὸ μόλωμεν* ceteri | *αὐτο*] *αὐτὸ* codd. | *κᾆτ' ἐπάγων*] *κατεπάγων RΑΘΡVatAld κατεπᾴδων VΓ* (*δ* in ras. Γ^2) *κατἐπάγων* ex *κατἐπᾴδων* corr. *M* ‖ v. 26 *ΔΗ.*] om. *ΑΘΜ* | *μολωμεν*] *μολῶμεν* Γ^1 *μόλωμεν* ceteri | *αὐτο μολωμεν*] *αὐτὸ μολῶμεν* $R\Gamma^1$ *Vat αὐτὸ μόλωμεν* $V^1\Gamma^2\Theta P$*Ald αὐτομόλωμεν* V^2AM | *αὐτομολῶμεν*] *αὐτομόλωμεν* $V\Gamma^2P^2M$ | verba *μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν* in ras. sunt, sed a man. 1 *Θ* | *ΝΙ.*] *νι* ex *δ* corr. *Θ* | *ἤν,*] *Vat*Δ^2 *ἦν* sine virgula reliqui (insequenti versui adi. *M*) ‖ v. 27 *περὶ τῷ*] *περιττῷ M* ‖ v. 28 Niciae notam praef. *A* | *ΝΙ.*] $\overset{\mu}{\delta\eta}$ *A* | *τί δαί*] *τὶ δὲ M τί δέ·* (litt. *ε* in ras.) *Γ*

ΔΗ. ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
ΝΙ. κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν,
θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
ΔΗ. ποῖον βρέτας †; ἔτεον ἡγεῖ γὰρ θεούς;
ΝΙ. ἔγωγε. ΔΗ. ποίῳ χρώμενος τεκμηρίῳ;
ΝΙ. ὁτιὴ θεοῖσιν ἐχθρός εἰμ'. οὐκ εἰκότως;
ΔΗ. εὖ προσβιβάζεις μ'. ἀλλ' ἑτέρᾳ πη σκεπτέον. —
βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
ΝΙ. οὐ χεῖρον· ἓν δ' αὐτοὺς παραιτησώμεθα,
ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν,
ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.

ADNOTATIO CRITICA.

v. 29 *δεφομένων*] Bentleius. „sed praestat, nisi fallor, *δεφομένοις*" Vels. *τὸ δέρμ' ὁτιὴ τῶν δεφομένων* Brunckius ex cod. Par. B. — v. 32 e magno numero coniecturarum quibus hic locus tentatus est commemoro has: *ποῖον βρέτας, ὦ τᾶν;* Dobraeus. *ποῖον βρέτας; φράζ'·* Stadtmüllerus. *ποῖον βρέτας σύγ';* Kockius prob. Velseno. *ποῖον βρέτας εἶπας;* O. Ribbeckius. *ποῖον βρέτας πρός;* Dindorfius. — v. 35. 36 Demostheni soli vindicavit Beerius.

SCRIPTURAE DISCREPANTIA.

v. **29** ΔΗ.] $\overset{\kappa}{\nu\iota}$ A | ὁτιὴ] ὅτι M | δέρμα] δέρ*μα V | δεφομένων] τῶν δεφομένων codd. ‖ v. **30** ΝΙ.] $\overset{\mu}{\delta\eta}$ A | νῷν] alterum ν in ras. Γ νῶιν $V^1\Theta^1$ Vat νῶϊν V^2A νῶ*ν M ‖ v. **31** ἰόντε] ἰόντας M | του] R ποῖ AΘ ποι reliqui (etiam Su v. βρέτας) ‖ v. **32** ΔΗ.] $\overset{\kappa}{\nu\iota}$ A ἕτερος M | βρέτας; ποῖον βρέτας; Vat | βρέτας] βρεττέτας V βρεττέτας ex βρέτας corr. Γ βρετέττας Ald | ἡγεῖ] V Ald ἡγῆ R A Γ P ἡγῇ Θ M Vat Su (v. ἐτεόν) | γὰρ] σὺ R ‖ v. **33** ΝΙ.] $\overset{\mu}{\delta\eta}$ A | ΔΗ.] supra lin. suppl. Θ $\overset{\kappa}{\nu\iota}$ A ἕτερος M ‖ v. **34** ΝΙ.] $\overset{\mu}{\delta\eta}$ A | εἰμ'] εἰμι· P | εἰκότως] εἰκό$\overset{\omega}{\tau}$ V^1 ς add. V^2 ‖ v. **35** ΔΗ.] $\overset{\kappa}{\nu\iota}$ A ἕτερος M | προσβιβάζεις] ex προσβιάζεις corr. RΘ^2 προσβιάζεις A προβιβάζεις M Su | μ'] με M | ante ἀλλ'] est Niciae nota R V Γ Θ M Ald Vat Demosthenis A | ἑτέρᾳ πη] ἑτερά πη A Γ Θ ἑτερά ποι V P M Vat ἕτερα ποι R ἑτέρα ποι Ald γρ. καὶ ποῖ Γ^2 γράφεται δὲ καὶ πῇ Ald ‖ v. **36** Demosthenis notam praef. R V Θ Vat Ald in ras. Γ Niciae A ἕτερος M | πρᾶγμα] δρᾶμα M | θεαταῖσιν] θεαταῖς M θεαταῖσι reliqui ‖ v. **37** ΝΙ.] $\overset{\mu}{\delta\eta}$ A | παραιτησώμεθα] παραιτησόμεθα R^1 M Vat ‖ v. **38** προσώποισιν] προσώποισι R V Θ P Ald προσώποις $^{\text{δὴ}}$ M | ποιεῖν] ποεῖν R Γ P Ald ex ποιεῖν corr. V Θ M ‖ v. **39** τοῖς prius ex τις corr. V^2 | πράγμασιν] Vat πράγμασι* V πράγμασι reliqui

ΔΗ. λέγοιμ' ἂν ἤδη. νῷν γάρ ἐστι δεσπότης
ἄγροικος ὀργήν, κυαμοτρώξ, ἀκράχολος,
Δῆμος πυκνίτης, δύσκολον γερόντιον
ὑπόκωφον. οὗτος τῇ προτέρᾳ νουμηνίᾳ
ἐπρίατο δοῦλον βυρσοδέψην Παφλαγόνα
πανουργότατον καὶ διαβολώτατόν τινα.
οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους,
ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην
ᾔκαλλ', ἐθώπευ', ἐκολάκευ', ἐξηπάτα
κοσκυλματίοις ἄκροισι, τοιαυτὶ λέγων·
ὦ Δῆμε, λοῦσαι πρῶτον ἐκδικάσας μίαν,
ἐνθοῦ, ῥόφησον, ἔντραγ', ἔχε τριώβολον.
βούλει παραθῶ σοι δόρπον; εἶτ' ἀναρπάσας
ὅ τι ἄν τις ἡμῶν σκευάσῃ τῷ δεσπότῃ
Παφλαγὼν κεχάρισται τοῦτο. καὶ πρώην γ' ἐμοῦ
μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν,
πανουργότατά πως περιδραμὼν ὑφαρπάσας
αὐτὸς παρέθηκε τὴν ὑπ' ἐμοῦ μεμαγμένην.
ἡμᾶς δ' ἀπελαύνει, κοὐκ ἐᾷ τὸν δεσπότην
ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων

ADNOTATIO CRITICA.

v. 49 κοσκυλματίοις σαθροῖσι coni. Helbigius. — v. 51 ἐνθοῦ] Dindorfius. — v. 55 μᾶζαν] Dindorfius. — ἐν πυέλῳ coniecturam C. F. Hermanni receperat Vels. in proecdosi. — v. 56 παραδραμὼν Vs. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **40** ΔΗ.] $\overset{κ}{νι}$ A | νῷν] alterum ν in ras. Γ νῷϊν V^2A νῷιν R$V^1Θ^1$ νῷ*ν M ‖ v. **41** ἄγροικος] ἀγροῖκος R$Γ^1$ | ἀκράχολος] ἀκρόχολος A$Γ^1$ΘM ο in α corr. sed superscr. ο $Γ^2$ ‖ v. **42** πυκνίτης] πυυκίτης $Γ^2Θ^2$PM γρ. καὶ πυκνίτης adscr. $Γ^2$ ‖ v. **44** ἐπρίατο] ἐπριᾶτο VAM | βυρσοδέψην] ex βυρσοδέψης corr. A ‖ v. **47** $\overset{\text{γρ. ὑποπεσὼν}}{\text{ὑπερπεσὼν}}$ M ‖ v. **48** ἐθώπευ'] ἐθώπευεν Su (v. κοσκυλματίοις) ‖ v. **49** ἄκροισι] τισὶ Su (v. κοσκυλματίοις) | τοιαυτὶ] ταυτὶ $Θ^2$ ‖ v. **51** ἐνθοῦ] ἔνθου codd. | ῥόφησον] ῥόφησιν A$Γ^1$ | ἔντραγ'] ἔντραγε P ‖ v. **52** δόρπον] δεῖπνον P ‖ v. **54** κεχάρισται] litterae εχ in ras. $Γ^2$ | πρώην] πρώιην R πρῴην Γ χάριν $Θ^1$ | γ'] om. AΘM ‖ v. **55** μᾶζαν] μαζαν R μάζαν reliqui | μεμαχότος] ex μεμακότος corr. M ‖ v. **56** πανουργότατά πως] πανουργοτάτως Su (v. μᾶζα) | περιδραμὼν] παραδραμὼν VSu (v. μᾶζα) ‖ v. **57** αὐτὸς] αὐτὴν Su ‖ v. **58** τὸν δεσπότην] γρ. τώ et τῃ superscr. M

δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
ᾄδει δὲ χρησμούς· εἶθ’ ὁ γέρων σιβυλλιᾷ.
ὁ δ’ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα,
τέχνην πεποίηται. τοὺς γὰρ ἔνδον ἄντικρυς
ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα
ἡμεῖς· Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας
αἰτεῖ, ταράττει, δωροδοκεῖ, λέγων τάδε·
ὁρᾶτε τὸν Ὕλαν δι’ ἐμὲ μαστιγούμενον;
εἰ μή μ’ ἀναπείσητ’, ἀποθανεῖσθε τήμερον.
ἡμεῖς δὲ δίδομεν· εἰ δὲ μή, πατούμενοι
ὑπὸ τοῦ γέροντος ὀκταπλάσια χέζομεν. —
νῦν οὖν ἀνύσαντε φροντίσωμεν, ὦγαθέ,
ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
ΝΙ. κράτιστ’ ἐκείνην τὴν μολωμεν, ὦγαθέ.
ΔΗ. ἀλλ’ οὐχ οἷόν τε τὸν Παφλαγόν’ οὐδὲν λαθεῖν·

ADNOTATIO CRITICA.

v. 61 ὁ δὲ γέρων Vels. in proecd. — ante versum 63 unum versum excidisse suspicatur Piccolomini. — v. 66 ταδί· coniecturam Brunckii receperat Vels. in proecd. — v. 68 ἀναπείσετ’ Vels. in proecd. — v. 73 ἐκείνην ἣν μόλωμεν Bergkii coniecturam receperat Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **61** εἶθ’ ὁ γέρων] ὁ δὲ γέρων *RMSu* (v. σιβυλλιᾷ) ‖ v. **62** ὁ δ’] ὃ δ’ *RAΓPM* ὅ δ’ *V* | μεμακκοακότα] ο prius in ras. *Γ* μεμακκιακότα *A* (in quo ι ex alia littera corr. est) Θ^1 lemm. schol. *Θ* μεμακκοηκότα *R* ‖ v. **64** post μαστιγούμεθα *M* supplevit ἡμεῖς ‖ v. **65** ἡμεῖς] om. *M* | Παφλαγὼν] ὁ παφλαγὼν *M* | περιθέων] περὶ θέων *R* περὶ θεῶν *A* περιθεῶν Θ^1 ‖ v. **66** λέγων] λέγω V^1 ‖ v. **67** ὁρᾶτε] ὁραῖτε *V* | Ὕλαν] Ὕλλαν *RΘPM Vat* | δι’ ἐμὲ] δι’ ἐμοῦ *M* superscr. μὲ M^2 ‖ v. **68** ἀναπείσητ’] ἀναπείσετ’ *P* ἀναπείσετε lemm. sch. Γ^3 *Ald* ἀναπείσεται lemm. sch. *V* | τήμερον] σήμερον *P Vat Ald Su* (v. ἀναπείσητε) ‖ v. **69** ἡμεῖς] ὑμεῖς V^2 | πατούμενοι] ι in ras. *M* ‖ v. **70** ὑπὸ] ἀπὸ V^2 | ὀκταπλάσια] *R* ὀκταπλάσιον $\Gamma^2\Theta^2$ *P Vat Ald* ὀκταπλασίον *V* ὀκταπλάσιο$\overset{\alpha}{\nu}$ *A* ὀκταπλασίονα $\Gamma^1\Theta^1$ *M Su* (v. χέζομεν) | χέζομεν] χέζωμεν V^1 ‖ v. **71** ἀνύσαντε] ἀνύσαντες *A*$\Gamma^1\Theta^1$*M Vat Ald* lemm. schol. *V* | φροντίσωμεν] φρονήσωμεν *M* ‖ v. **72. 73** in textu om. in marg. adi. *A* ‖ v. **72** notam personae Niciae praef. *R* | νὼ] ὼ in ras. *M* νῶι *R* νῷ *Ald* νῦν *A* ‖ v. **73** *ΝΙ.*] δ$\overset{\mu}{\eta}$ *RA* ἕτερος ἤτοι νικ: *M* | ἐκείνην] litterae ἐκειν in ras. Γ^2 | τὴν] ἣν *R* | μολωμεν] μόλωμεν codd. ‖ v. **74** *ΔΗ.*] ν$\overset{\kappa}{\iota}$ *RA* ‖

ἐφορᾷ γὰρ οὗτος πάντ᾽. ἔχει γὰρ τὸ σκέλος 75
τὸ μὲν ἐν Πύλῳ, τὸ δ᾽ ἕτερον ἐν τἠκκλησίᾳ.
τοσόνδε δ᾽ αὐτοῦ βῆμα διαβεβηκότος
ὁ πρωκτός ἐστιν αὐτόχρημ᾽ ἐν Χάοσιν,
τὼ χεῖρ᾽ ἐν Αἰτωλοῖς, ὁ νοῦς δ᾽ ἐν Κλωπιδῶν.
ΝΙ. κράτιστον οὖν νῷν ἀποθανεῖν. ΔΗ. ἀλλὰ σκόπει, 80
ὅπως ἂν ἀποθάνωμεν ἀνδρικώτατα.
ΝΙ. πῶς δῆτα πῶς γένοιτ᾽ ἂν ἀνδρικώτατα;
βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
ΔΗ. μὰ Δί᾽ ἀλλ᾽ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος. 85
ΝΙ. ἰδού γ᾽ ἄκρατον. περὶ πότου γ᾽ οὖν ἐστί σοι. 87
ΔΗ. ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα. 86

ADNOTATIO CRITICA.

v. 78. Χάοσιν] Ribbeckius. — in versibus 80—84 personarum vices restituit Sauppius. — v. 84 αἱρετώτατος coniecturam Herwerdeni in proecdosi receperat Vels. — versuum 85—88 ordinem mutavit Meinekius. — v. 86 βουλευσαίμεθ᾽ ἂν et v. 87 περὶ πότον νοῦς ἐστί σοι coni. Meinekius. —

SCRIPTURAE DISCREPANTIA.

v. **75** οὗτος] RM αὐτὸς reliqui, etiam Su (v. αὐτόχρημα et Χάονες) | πάντ᾽] πάντ* M apostr. a man. 2 | σκέλος] in ras. V^2 ‖ v. **76** τἠκκλησίᾳ] τῇ ἐκκλησίᾳ M Vat τῇ *κκλησία Θ τῆι κλησίαι R τῇ ᾽κκλησίᾳ vel τῇ ᾽κκλησία reliqui ‖ v. **77** τοσόνδε δ᾽] τὸ σόν δε δ᾽ R τοσόν δ᾽ ΑΓΘ τόσον Su (v. αὐτόχρημα) | βῆμα] τὸ βῆμα Su ‖ v. **78** ἐστιν] ἐστὶ V | Χάοσιν] χαόσιν V Α Γ Vat Ald χαόσι R Θ P M ‖ v. **79** τὼ χεῖρ᾽] τὼ μὲν χεῖρ᾽ M ἡ μὲν χεὶρ Su (v. κλωπεύω) | ὁ νοῦς δ᾽] ὁ δὲ νοῦς V Α Γ Θ Su (v. κλωπεύω) lemm. sch. M ὁ δὲ νοῦς δ᾽ M (δ᾽ postea add. man. 1) | κλωπιδῶν] κλοπιδῶν V^1 κλοπιδῶν ex κλωπιδῶν corr. R ‖ v. **80** ΝΙ.] $\overset{\mu}{\delta\eta}$ R $\overset{\mu}{\delta\eta}$ lineola traducta del. Α | οὖν] o in ras. M | νῷν] ν alterum in ras. Γ νῶϊν V^2 Α νῶιν R V^1 Θ^1 Vat νῶν P M (ω in ras. M) | ΔΗ.] $\overset{\varkappa}{\nu\iota}$ R om. reliqui ‖ v. **81** ἀποθάνωμεν] ἀποθάνοιμεν Α Θ ἀποθάνοιμεν ex ἀποθάνωμεν corr. Γ ‖ v. **82** in textu omissum inter lineas suppl. Γ^2 ‖ v. **82** ΝΙ.] nota Demosthenis codd. | πῶς δῆτα πῶς] in ras. Θ | πῶς γένοιτ᾽] litterae π et ν in ras. Γ ‖ v. **83** Niciae notam praef. V Α Θ P M Vat Ald et in ras. Γ (fuerat ut vid. $\overset{\mu}{\delta\eta}$) | ἡμῖν] μὲν ἡμῖν Γ^1 | ταύρειον] ταύρ$\overset{\varepsilon}{ι}$ον M ‖ vv. **85—88** in codd. eo ordine scripti sunt, quem numeri in textu appositi indicant, ita ut v. 85. 86 Demostheni, v. 87. 88 Niciae continuentur ‖ v. **86** ΔΗ.] om. codd. | ἴσως] litt. ως in ras. Γ^2 | χρηστόν τι] τι χρηστὸν P | βουλευσαίμεθα] βουλευσώμεθα V Γ^2 P Vat Ald ‖ v. **87** πότου] Θ ποτοῦ R V P M Vat Ald ποτοῦ ex πότου corr. Γ |

ΝΙ. πῶς δ' ἂν μεθύων χρηστόν τι βουλεύσαιτ' ἀνήρ; 88
ΔΗ. ἄληθες, οὗτος; κρουνοχυτρολήραιον εἶ.
οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν; 90
οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι, τότε
πλουτοῦσι, διαπράττουσι, νικῶσιν δίκας,
εὐδαιμονοῦσιν, ὠφελοῦσι τοὺς φίλους.
ἀλλ' ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, 95
τὸν νοῦν ἵν' ἄρδω καὶ λέγω τι δεξιόν.
ΝΙ. οἴμοι, τί ποθ' ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
ΔΗ. ἀγάθ'. ἀλλ' ἔνεγκ'· ἐγὼ δὲ κατακλινήσομαι.
ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω
βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων. — 100
ΝΙ. ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν
κλέπτων τὸν οἶνον. *ΔΗ.* εἰπέ μοι, Παφλαγὼν τί δρᾷ;

ADNOTATIO CRITICA.

v. 89 e multis coniecturis quibus hic locus tentatus est commemoro has: *κρουνοχυτρολημαῖος εἶ* vel *κρονικοχυτρολημαῖος εἶ* Bergkius, *κρουνοχυτρολήναιος εἶ* Fritzschius, *κρουνοχυτρολήναιον εἶ* Meinekius, *κρουνοχυτρόληρός τις εἶ* Blaydesius, *κρουνοχυτρολήρους φιλεῖς* Velsenus, *κρουνοχυτρολήροις σύνει* Kockius, *κρουνοχυτροληραιονεῖ* Reifferscheidius, *κρουνοχυτοληραιονεῖ* O. Schneiderus. Sed nihil opus est mutatione. — v. 90 *εἰς ἀπόνοιαν* coni. Sylburgius. — versum 91 spurium esse putat Kockius. — v. 92 *ἄνθρωποι* Dindorfium secutus dederat Vs. in proecd.

SCRIPTURAE DISCREPANTIA.

γ' οὖν] *V*^{1}*Γ* *γοῦν* *ΑΘ Ald* *οὖν* *RM*^{1} *γάρ* *V*^{2}*PM*^{2} *Vat* | *ἐστί*] *ἔστι* *ΓM*^{2} Interrogandi signum post *σοι* est in *VPMAld* ‖ v. **88** *ΝΙ.*] om. codd. | *βουλεύσαιτ'*] *βουλεύσετ'* *Θ*^{1}*P* ‖ v. **89** *κρουνοχυτρολήραιον*] *κρουνοχυτρολήραιος* *Θ*^{2} *κρουνοχυτρολήρ*$\overset{ον}{\overset{ος}{αι}}$ *Γ* accentu et litteris supra lin. a. m. 2 additis, *ος* in ras. pro *εις* ut vid. ‖ v. **90** *οἶνον*] prius *ν* in ras. *M* ‖ v. **92** *πλουτοῦσι* huic versui adi. *M* ‖ v. **93** *πλουτοῦσι*] om. *M* | *νικῶσιν*] *νικῶσι* *RVΘPMAld* ‖ v. **94** *εὐδαιμονοῦσιν*] *εὐδαιμονοῦσι* *V*^{1} ‖ v. **95** *ἐξένεγκέ*] *ἐξένεγκαί* *Α* *ἐξένεγκ*$\overset{αι}{έ}$ *Θ* | *χοᾶ*] ex *χόα* corr. *Γ* *χόα* *RM* (*α* in ras. *M*) *γρ. χοέα* *VΓ*^{2} ‖ v. **96** *λέγω*] *λέξω* *R* ‖ v. **97** *τί ποθ'*] *τί θ'* *Θ*^{1} *πο* superscr. *Θ*^{2} | *ἐργάσει*] *ἐργάσῃ* *ΑΓ*^{2}*ΘΜ* *ἐργάσ*$\overset{η}{ει}$ *Vat* | *πότῳ*] *πότω* *Α* *ποτῷ* reliqui ‖ v. **99** *μεθυσθῶ*] *υ* et *θ* alterum in ras. et superscr. *γρ. καὶ μεθύσω* *Γ*^{2} *μεθύσω* *ΑΘ*^{1} | *καταπάσω*] *κατασπάσω* *R*^{1}*ΑΓ*^{1}*Θ*^{1} *καταπάσσω* *Θ*^{2} *κατα*$\overset{κ}{π}$*ά*σω* *M* ‖ v. **100** *νοιδίων*] *νοϊδίων* *ΑΜAld* ‖ v. **101** *ΝΙ.*] om. *M* | *ὅτι*] *ὅτ'* *VatAld* | *ἔνδοθεν*] litt. *ἐν* in ras. *Γ*^{2}

ΝΙ. ἐπίπαστα λείξας δημιόπραθ᾽ ὁ βάσκανος
ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
ΔΗ. ἴθι νυν, ἄκρατον ἐγκάναξόν μοι πολὺν
σπονδήν. *ΝΙ.* λαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
ΔΗ. ἕλχ᾽ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
ὦ δαῖμον ἀγαθέ, σὸν τὸ βούλευμ᾽, οὐκ ἐμόν.
ΝΙ. εἴπ᾽, ἀντιβολῶ, τί ἐστι; *ΔΗ.* τοὺς χρησμοὺς ταχὺ
κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν,
ἕως καθεύδει. *ΝΙ.* ταῦτ᾽. ἀτὰρ τοῦ δαίμονος
δέδοιχ᾽ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
ΔΗ. φέρε νυν ἐγὼ ᾽μαυτῷ προσαγάγω τὸν χοᾶ,
τὸν νοῦν ἵν᾽ ἄρδω καὶ λέγω τι δεξιόν. —
ΝΙ. ὡς μεγάλ᾽ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται,
ὥστ᾽ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών,
ὅνπερ μάλιστ᾽ ἐφύλαττεν. *ΔΗ.* ὦ σοφώτατε,

ADNOTATIO CRITICA.

v. 107 Demostheni tribuit G. Hermannus. — *φέρ᾽ ἑλκύσω τοῦ δαίμονος* coni. Blaydesius. — v. 114 delendum esse censuit Wielandius, assent. Vels.

SCRIPTURAE DISCREPANTIA.

v. **103** *ἐπίπαστα*] alterum *π* in ras. Γ^2 | *δημιόπραθ᾽*] *ιό* ex *ίο* corr. V^2 *ιόπρ* in ras. Γ^2 | *βάσκανος*] *σκ* in ras. Γ^2 ‖ v. **104** *ῥέγκει*] *ῥέγχει* $RA\Gamma^1\Theta Su$ (v. *ἐπίπαστα*) | *ταῖσι*] *ταῖς* $A\Gamma^1\Theta PSu$ (ibid.) | *βύρσαις*] *βύρσοις* *Θ* *θύραις* *Su* (ibid.) ‖ v. **105** *νυν*] *Ald* *νῦν* codd. | *ἐγκάναξόν*] *ξ* in ras. Γ^2 *ἐγκάναψόν* *ΑΘ* | *πολύν·* *VΑΓΡ* ‖ v. **106** Niciae notam versui praefigunt et ante *λαβὲ* omittunt $V\Gamma\Theta^1 PM Ald\ Vat$, utroque loco om. *A* | *σπονδήν.*] sic *R* *σπονδήν* interpunctione erasa *Γ* *σπονδὴν* *VΘPMAld* *σπὸνδὴν* *A* | *λαβὲ*] *λάβε* $V^1\Gamma^1\Theta$ ‖ v. **107** *ΔΗ.*] om. codd. | *ἕλχ᾽*] *ἕλχ᾽* V^1 *ἕλεχ᾽* *Ald* | *ἕλκε*] *ἑλκεκ* addito altero *κ* a m. 2 *M* | *πραμνίου* ex *πραμνείου* corr. *R* ‖ v. **108** notam Demosth. praef. codd. praeter *A* | *δαῖμον*] *δαίμων* *A* ‖ v. **109** *ΝΙ.*] $\overset{\mu}{\delta\eta}$ P^1 | *ἐστι*] *ἐστὶ* *V* *ἔστι* *ΑΓ* | *ΔΗ.*] om. *M* ‖ v. **110** *ἔνεγκε*] *ἔνεγκαι* *A* $\overset{\alpha\iota}{\text{ἔνεγκε}}$ *Θ* | *τοῦ*] *τοῦ*** ras. del. duae fere litterae, *τε*, ut vid. *M* ‖ v. **111** *ταῦτ᾽.*] sic *Γ* *ταῦτ᾽;* *P* interp. om. *RVΑΘMAld* | *δαίμονος*] *μ* et *νο* in ras. Γ^2 *δαίμονος,* *P* *δαίμονος;* *Ald* ‖ v. **112** *μὴ*] *μηὶ* *Θ* | *τεύξομαι*] *ξ* in ras. *M* ‖ v. **113** *νυν*] *Vat Ald* *νῦν* *RVΑΓΘΡΜ* | *προσαγάγω*] *προσάγω* $\Theta^1 P^1$ προσ$\overset{*}{\alpha}$γάγωμεν *V* | *χοᾶ*] *χόα* RM^2 ‖ v. **114** *λέγω*] *λέξω* $V^1\Gamma^2$ ‖ v. **115** *ΝΙ.*] om. *A* | *πέρδεται καὶ ῥέγκεται*] *ῥέγκεται καὶ πέρδεται* $A\Gamma^1\Theta$ ‖ v. **117** *ἐφύλαττεν*] *εν* in ras. Γ^2 | *ΔΗ.*] om. $A\Theta^1$ | *σοφώτατε κλέπτα·* *M*

φέρ' αὐτὸν ἵν' ἀναγνῶ· σὺ δ' ἔγχεον πιεῖν
ἀνύσας τι. φέρ' ἴδω τί ἄρ' ἔνεστιν αὐτόθι.
ὦ λόγια. δός μοι δὸς τὸ ποτήριον ταχύ. 120
ΝΙ. ἰδού· τί φησ' ὁ χρησμός; ΔΗ. ἑτέραν ἔγχεον.
ΝΙ. ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;
ΔΗ. ὦ Βάκι. ΝΙ. τί ἔστι; ΔΗ. δὸς τὸ ποτήριον ταχύ.
ΝΙ. πολλῷ γ' ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
ΔΗ. ὦ μιαρὲ Παφλαγών, ταῦτ' ἄρ' ἐφυλάττου πάλαι, 125
τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν; ΝΙ. τιή;
ΔΗ. ἐνταῦθ' ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
ΝΙ. καὶ πῶς; ΔΗ. ὅπως; ὁ χρησμὸς ἄντικρυς λέγει,
ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται,
ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα. 130
ΝΙ. εἷς οὑτοσὶ πώλης. τί τοὐντεῦθεν; λέγε.
ΔΗ. μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
ΝΙ. δύο τώδε πώλα. καὶ τί τόνδε χρὴ παθεῖν;

ADNOTATIO CRITICA.

v. 121 *φησ'*] Bentleius. — v. 130 *πωλεῖν ὃς ἄρξει* Müller-Strübingius. — v. 133 *χρῆν* coni. Elmsleius propter optativum qui sequitur.

SCRIPTURAE DISCREPANTIA.

v. **119** *ἔνεστιν*] *ἐστίν A* ‖ v. **120** *δός μοι δὸς τὸ*] $R V^1 \Theta^2$ *δὸς σύ μοι τὸ* $V^2 P$ *Vat Ald* *δὸς σύ μοι δὸς τὸ* $A \Theta^1 \Delta$ *δός *** μοι δὸς τὸ Γ* *δός μοι τὸ M* ‖ v. **121** *ΝΙ.*] om. *M* | *ἰδού·*] *ἰδού V* *ἰδοὺ· Γ Ald* *ἰδοὺ* reliqui | *τί*] om. V^1 supra lin. adscr. V^2 | *φησ'*] *φη V* *φησὶν RP* *φησιν ΑΓΘΜ Vat Ald* | *ΔΗ.*] supra lin. adscr. *A* in ras. *Θ* om. spatio relicto *M* ‖ v. **122** versum in textu omissum in marg. adscr. Γ^2 | *ΝΙ.*] om. *AM* | *λογίοις*] *λόγοις R* *λογίοισιν M* ‖ v. **123** personarum notas om., sed spatiis in med. versu vacuis relictis, *M* | *Βάκι*] *β* in ras. *M* *βάκκι A* | *ἔστι*] *ἐστίν: V* | *δὸς τὸ*] *δός μοι τὸ V* ‖ v. **124** *ΝΙ.*] om. *AM* *Δη. Ald* ‖ v. **125** *ΔΗ.*] om. *M* $\overset{κ}{νι}$ *A* | *πάλαι,*] *πάλαι; P* ‖ v. **126** *ΝΙ.*] om. spat. rel. *M* $\overset{μ}{δη}$ *A* | *τιή*] *τὶ τιή· M* ‖ v. **127** *ΔΗ.*] om. $P^1 M$ $\overset{κ}{νι}$ *A* | *ἔνεστιν*] *ἔνεστι V* ‖ v. **128** *ΝΙ.*] om. *M* $\overset{μ}{δη}$ *A* | *ΔΗ.*] om. M^1 $\overset{κ}{νι}$ *A* ‖ v. **129** *στυππειοπώλης*] *στυπιοπώλης* $R \Gamma^1$ *στυππιοπώλης V* *στυπτιοπώλης A* | *γίγνεται*] sic *M* *γίνεται* reliqui ‖ v. **131** *ΝΙ.*] om. *RM* $\overset{μ}{δη}$ *A* | *εἷς*] *εἶθ'* R^1 in *εἷς* corr. R^3 | ante *τί* notam Niciae habet *R* | *τοὐντεῦθεν*] *τοῦντ' ἐυθεν* littera *υ* ex *ν* corr. *R* *τοὐνθένδε* M^1 *τὸ ἐντεῦθεν P* | *λέγε*] *ε* alterum in ras. Θ^2 *λέγω A* ‖ v. **132** *ΔΗ.*] om. *M* $\overset{κ}{νι}$ *A* | *δεύτερος*] *ὁ δεύτερος R* ‖ v. **133** *ΝΙ.*] om. *RM* $\overset{μ}{δη}$ *A* |

ΔΗ. κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος
αὑτοῦ γένοιτο· μετὰ δὲ ταῦτ' ἀπόλλυται.
ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών,
ἅρπαξ, κεκράκτης, Κυκλοβόρου φωνὴν ἔχων.
ΝΙ. τὸν προβατοπώλην ἦν ἄρ' ἀπολέσθαι χρεὼν
ὑπὸ βυρσοπώλου; *ΔΗ.* νὴ *Δί'*. *ΝΙ.* οἴμοι δείλαιος.
πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἷς μόνος;
ΔΗ. ἔτ' ἔστιν εἷς, ὑπερφυᾶ τέχνην ἔχων.
ΝΙ. εἴπ', ἀντιβολῶ, τίς ἐστιν; *ΔΗ.* εἴπω; *ΝΙ.* νὴ *Δία*.
ΔΗ. ἀλλαντοπώλης ἔσθ' ὁ τοῦτον ἐξολῶν.
ΝΙ. ἀλλαντοπώλης; ὦ Πόσειδον τῆς τέχνης.
φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;
ΔΗ. ζητῶμεν αὐτόν. *ΝΙ.* ἀλλ' ὁδὶ προσέρχεται
ὥσπερ κατὰ θεῖον εἰς ἀγοράν. *ΔΗ.* ὦ μακάριε

ADNOTATIO CRITICA.

v. 141 *ἔστιν*] Ribbeckius. — v. 143 *ἐξελῶν* Vels. in proecd. — v. 147 *κατὰ θεὸν* Cobeti coniecturam receperat Vs. in proecdosi.

SCRIPTURAE DISCREPANTIA.

δύο] ο in ras. Γ^2 *δύω RAΘM* | ante *καὶ* notam Niciae habet *R* | *τόνδε*] *τοῦτον VP Vat Ald* et in ras. Γ^2 ‖ v. **134** *ΔΗ.*] om. *RM* $\overset{\kappa}{\nu\iota}$ *A* | *ἕως ἕτερος*] *ἕως ἂν ἕτερος* $A\Theta^1$ *P Vat Ald* *ἕως ** ἕτερος Γ* ‖ v. **135** *γένοιτο*] *γένηται P* | *ταῦτ'*] *ταῦτα A* ‖ v. **136** *ἐπιγίγνεται*] *ἐπιγίνεται RVP Vat Ald* *ἐπιγί*νεται Γ* | *ὁ*] om. *Ald* ‖ v. **137** *κεκράκτης*] *καὶ κράκτης R* *κεκράτης A* ‖ v. **138** *ΝΙ.*] om. *RM* $\overset{\mu}{\delta\eta}$ *A* | *ἦν*] *ἵν' R* | *ἄρ'*] *ἆρ'* V^2 ‖ v. **139** *ΔΗ.*] om. spatio vac. relicto *M* $\overset{\kappa}{\nu\iota}$ *A* | *Δί'*] *δία RM* | *ΝΙ.*] om. spatio relicto *M* $\overset{\mu}{\delta\eta}$ *A* | *δείλαιος*] *δείλαος RA* ‖ v. **140** *οὖν ἂν*] *ἂν, οὖν M* | *ἔτι*] om. *R* | *πώλης εἷς*] *πώλης ἀνὴρ εἷς AΘ* *πώλης ** εἷς Γ* ‖ v. **141** *ΔΗ.*] om. *M* $\overset{\kappa}{\nu\iota}$ *A* | *ἔστιν*] *ἐστιν V* *ἐστὶν* reliqui | *εἷς*] supra lin. adi. V^2 in ras. Γ^2 | *ὑπερφυᾶ*] *ὑπερφυᾶι V* sed lemma scholii *ὑπερφυᾶ* ‖ v. **142** *ΝΙ.*] om. *M* $\overset{\mu}{\delta\eta}$ *A* | *τίς*] *τί* M^1 | *ΔΗ.*] om. spat. vac. rel. *M* $\overset{\kappa}{\nu\iota}$ *A* | *ΝΙ.*] om. *RM* $\overset{\mu}{\delta\eta}$ *A* | verba *νὴ δία* unum versum efficiunt *M* ‖ versum **143** in textu omissum in marg. adscr. R^2 ‖ v. **143** *ΔΗ.*] om. *RM* $\overset{\kappa}{\nu\iota}$ *A* | *ἀλλαντοπώλης*] *αντο* in ras. sed a m. 1 *Θ* | *ἐξολῶν*] *ἐξελῶν R* ‖ v. **144** *ΝΙ.*] om. *M* $\overset{\mu}{\delta\eta}$ *A* ‖ v. **146** *ΔΗ.*] om. *M* $\overset{\kappa}{\nu\iota}$ *A* | *ζητῶμεν*] *ζητῶ μὲν V* | *ΝΙ.*] om. *VM* rasura trium fere litterar. *Γ* $\overset{\mu}{\delta\eta}$ *A* ‖ v. **147** *κατὰ θεῖον*] *καταθείων R* | *ΔΗ.*] om. *RVAΘM*

ἀλλαντοπῶλα, δεῦρο δεῦρ', ὦ φίλτατε,
ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.

ΑΛΛΑΝΤΟΠΩΛΗΣ

τί ἐστι; τί με καλεῖτε; ΔΗ. δεῦρ' ἔλθ', ἵνα πύθῃ
ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
ΝΙ. ἴθι δή, κάθελ' αὐτοῦ τοὐλεόν, καὶ τοῦ θεοῦ
τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει·
ἐγὼ δ' ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
ΔΗ. ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί·
ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
ΑΛΛ. ἰδού· τί ἐστιν; ΔΗ. ὦ μακάρι', ὦ πλούσιε,
ὦ νῦν μὲν οὐδείς, αὔριον δ' ὑπέρμεγας·
ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
ΑΛΛ. τί μ', ὦγάθ', οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
ΔΗ. ὦ μῶρε, ποίας κοιλίας; δευρὶ βλέπε.
τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν; ΑΛΛ. ὁρῶ.

ADNOTATIO CRITICA.

v. 159 *Ἀθηνῶν*] Dawesius. *Ἀθηνέων* e Bergkii (vel Bernhardyi) coniectura scripserat Vs. in proecdosi. — v. 163 *λεῶν* voluit Cobetus.

SCRIPTURAE DISCREPANTIA.

v. **148** *ἀλλαντοπῶλα*] *ἀλλαντοπώλα R V A Θ M Ald ἀλλαντοπώλης P* || v. **149** *νῷν*] *νῶιν* $R V^1 \Theta^1 M^1$ *Vat νῶϊν* $V^2 A$ *νῶ*ν M* || v. **150** *ΑΛΛΑΝΤΟΠΩΛΗΣ*] om. *A* | *ΔΗ.*] om. *RM* $ν\overset{κ}{ι}$ *A* | *δεῦρ'*] in ras. Γ^2 | *ἔλθ'*] *ἐλθὲ R ἴθ' ΘP* | *πύθῃ*] *πύθει V* || v. **151** *ὡς*] *ὡς δ' Γ* | *εὐτυχὴς*] *εὐτυχεῖς Vat* | *εἶ*] ex *εἶσ* ut vid. corr. V^2 || v. **152** *ΝΙ.*] om. *RAM* | *τοὐλεόν*] *τὸν λεὼν A* || v. **153** *ἀναδίδαξον αὐτὸν*] *αὐτὸν ἀναδίδαξον* $A\Gamma^1$ *αὐτὸν* om. *Θ* || v. **154** *δ'*] *δε R* | *προσκέψομαι*] sic PM^1 *Ald Su* lemm. schol. *V προσσκέψομαι* reliqui || v. **155** *ΔΗ.*] om. *M Θε* i. e. *θεράπων R* || v. **157** *ΑΛΛ.*] om. *M* | *ἐστιν*] *ἐστι Γ Ald* | *ΔΗ.*] om. *R* om. spat. relict. *M* supra lin. adscr. *Θ* | *μακάρι'*] *Ald μακάριε* codd. || v. **158** *δ'*] in ras. Γ^2 *δὲ RAΘ* || v. **159** *Ἀθηνῶν*] *ἀθηναίων* codd. (et *Su* v. *ταγός*) || v. **160** *ΑΛΛ.*] om. *M* || v. **161** *τε*] om. *M* | *ἀλλᾶντας*] *ἀλλάντας* RPM^1 *ἄλλαντας Θ* | *καταγελᾷς*] *καταγελᾶι· R* || v. **162** *ΔΗ.*] om. *M* | *δευρὶ*] *δεῦρο* Δ^2 *Vat Ald δεῦρο νῦν* $VP\Gamma^2M^1$ *δευρὶ νῦν* M^2 || v. **163** *τὰς στίχας*] *τοὺς στίχους A* | *τὰς τῶνδε*] *τὰς* om. $RA\Gamma^1\Theta P$ supra lin. adscr. Γ^2 *γε τῶνδε Vàt Ald* | *ΑΛΛ.*] om. *AM* | ὁρῶ insequenti versui adi. $A\Gamma^1\Theta^1M$

ΔΗ. τούτων ἁπάντων αὐτὸς ἀρχέλας. ἔσει,
καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός·
βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις,
δήσεις, φυλάξεις, ἐν πρυτανείῳ λαικάσεις.
ΑΛΛ. ἐγώ; *ΔΗ.* σὺ μέντοι· κοὐδέπω γε πάνθ' ὁρᾷς.
ἀλλ' ἐπανάβηθι κἀπὶ τοὐλεὸν τοδὶ
καὶ κάτιδε τὰς νήσους ἁπάσας ἐν κύκλῳ.
ΑΛΛ. καθορῶ. *ΔΗ.* τί δαί; τἀμπόρια καὶ τὰς ὁλκάδας;
ΑΛΛ. ἔγωγε. *ΔΗ.* πῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
ἔτι νῦν τὸν ὀφθαλμὸν παράβαλλ' εἰς Καρίαν
τὸν δεξιόν, τὸν δ' ἕτερον εἰς Καρχηδόνα.
ΑΛΛ. εὐδαιμονήσω δ', εἰ διαστραφήσομαι;
ΔΗ. οὔκ, ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
γίγνει γάρ, ὡς ὁ χρησμὸς οὑτοσὶ λέγει,
ἀνὴρ μέγιστος. *ΑΛΛ.* εἰπέ μοι, καὶ πῶς ἐγὼ
ἀλλαντοπώλης ὢν ἀνὴρ γενήσομαι;
ΔΗ. δι' αὐτὸ γάρ τοι τοῦτο καὶ γίγνει μέγας,

ADNOTATIO CRITICA.

v. 167 *λαικάσει* Vs. in proecd. — v. 173 *παράβαλ'* Vs. in proecd. — v. 174 *Χαλκηδόνα* coni. Palmerius, *Καλχηδόνα* Boeckhius Dindorfius alii. — v. 177 *γίγνει γὰρ ὄντως, ὡς ὁ χρησμός σοι λέγει* Kockius.

SCRIPTURAE DISCREPANTIA.

v. **164** *ΔΗ.*] om. sp. vac. rel. *AM* | *ἀρχέλας*] una litt. erasa ante *ς* *Θ* *ς* in ras. Γ^2 *ἀρχέλαος* *A* | *ἔσει*] *ἔση* Γ^2*M* *ἔση* *Θ* ‖ v. **165** *τῆς ἀγορᾶς*] *ς* prius et *ἀ* in ras. Γ^2 | *πυκνός*] *πυυκὸς* *A*$\Gamma^2\Theta^2$ *Vat* *γρ.* *πυυκὸς* (sic) superscr. Γ^2 ‖ v. **166** *στρατηγοὺς*] *γ* in ras. *Γ* | *κλαστάσεις*] *κλαστήσεις* *A* *κλαστήσεις* ex *βλαστήσεις* corr. Θ^1 *κλαστάσεις* Θ^2 ‖ v. **167** *φυλάξεις*] *φ* in ras. *Γ* | *λαικάσεις*] *αι* in ras. *M* *λαικάσει** (ras. del. *σ*) *V* ‖ v. **168** *ΔΗ.*] om. spat. rel. *M* | una litt. post *κοὐδέπω* erasa *M* ‖ v. **169** *τοδὶ*] *τ* in ras. Γ^2 *ποδὶ* Θ^1 *ποδί·* *A* ‖ v. **171** *'ΑΛΛ.*] om. *M* | *ΔΗ.*] om. spat. rel. *M* | *τί δαί;*] *τί δαὶ·* *VΓ* *τί δαὶ* *AΘAld* *τὶ δὲ* *M* *τί δε* *RP* ‖ v. **172** *'ΑΛΛ.*] om. *M* | *ΔΗ.*] om. *M* supra lin. adi. *A* | *οὐ*] om. *V* in ras. *Γ* ‖ v. **173** *παράβαλλ'*] sic *RAld* *παράβαλ'* reliqui | *εἰς*] *ς* in ras. V^2 *εἰς τὴν* *M* ‖ v. **175 sqq**. omissae sunt notae personarum omnes in *M* usque ad vers. 255 *κλέων. ὦ γέροντες* ‖ v. **175** *εὐδαιμονήσω δ'*] sic *R* *εὐδαιμονήσω γ'* reliqui ‖ v. **177** *γίγνει*] *η* super *ει* scrips. Θ^2 *γίγνη* *P* *γίνηι* *R* | *γὰρ ὡς*] *γὰρ ὄντως ὡς* *R* | *ὁ*] om. Γ^1 adi. Γ^2 ‖ v. **180** *τοι*] om. *Θ* | *γίγνει*] *η* supra *ει* scr. Θ^2 *γίγνῃ* *A* *γίγνη* *P* *γίνη* *R* *γίνῃ* superscr. Γ^2

δτιὴ πονηρὸς κἀξ ἀγορᾶς εἶ καὶ θρασύς.
ΑΛΛ. οὐκ ἀξιῶ 'γὼ 'μαυτὸν ἰσχύειν μέγα.
ΔΗ. οἴμοι, τί ποτ' ἔσθ' ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
μῶν ἐκ καλῶν εἶ κἀγαθῶν; *ΑΛΛ.* μὰ τοὺς θεούς, 185
εἰ μὴ 'κ πονηρῶν γ'. *ΔΗ.* ὦ μακάριε τῆς τύχης,
ὅσον πέπονθας ἀγαθὸν εἰς τὰ πράγματα.
ΑΛΛ. ἀλλ', ὠγάθ', οὐδὲ μουσικὴν ἐπίσταμαι
πλὴν γραμμάτων, καὶ ταῦτα μέντοι κακὰ κακῶς.
ΔΗ. τουτὶ μόνον σ' ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς. 190
ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ
ἔτ' ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους,
ἀλλ' εἰς ἀμαθῆ καὶ βδελυρόν. ἀλλὰ μὴ παρῇς
ἃ σοι διδόασ' ἐν τοῖς λογίοισιν οἱ θεοί.
ΑΛΛ. πῶς δῆτά φησ' ὁ χρησμός; *ΔΗ.* εὖ νὴ τοὺς θεοὺς 195
καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος.

ADNOTATIO CRITICA.

v. 193 *ἀλλ' εἰς ἀμαθῆ καὶ βδελυρὸν ἥκει· μὴ παρῇς* coni. Herwerdenus, *ἀλλ' εἰς ἀμαθῆ καὶ βδελυρὸν ἥκεν· ἀλλὰ μὴ παρῇς ἃ σοι διδόασιν ἐν λογίοις θεοί* coni. Meinekius. — v. 195 *πῶς δή; τί φησ'* coni. Meinekius. — v. 196 *ᾐνιγμένα* e Meinekii coniectura dederat Vs. in proecdosi.

SCRIPTURAE DISCREPANTIA.

v. **181** *κἀξ*] *α* in ras. *Θ* ‖ v. **182** *'γὼ 'μαυτὸν*] *γέ 'μαυτὸν* Θ^1 *γ' ἐμαυτὸν Su* (v. *ἀξιῶ*) | *ἰσχύειν*] sic *RMSu* (v. *ἀξιῶ*) *ἰσχύσειν V ἰσχύσειν* $A\Gamma^1$ (superscr. *γρ. καὶ χωρὶς* $\bar{\sigma}$ Γ^3) *Θ Vat ἰσχήσειν Ald ἰσχύσαι P* ‖ v. **183** *ἔσθ'*] *ἐσθ'* $V^1\Theta P$ | *οὐ* supra lin. adscr. *A* | *φῂς*] *φηῖς* V^1 *φης* Γ^1 *φὴς ΑΘΡΜAld* ‖ v. **184** *ξυνειδέναι*] *συνειδέναι A* | *σαυτῷ*] *σαυτὸν* M^1 ‖ v. **185** *εἶ*] *εἰ* $A\Theta^1$ | *ΑΛΛ.*] om. spat. vac. rel. *M* ‖ v. **186** *εἰ μὴ 'κ*] *εἰ μηκ' R εἰμὴκ M εἶμ' ἐκ P εἴμ' ἐκ VatAld* | *γ'*] *γε RAΘ* | *ΔΗ.*] om. spat. rel. *R* spatio non rel. *M* | *μακάριε*] *μακάριος* V^1 ‖ v. **187** *ὅσον*] *οἷον ΑΓΘΡΜAld οἷον V γρ. καὶ ὅσον* adscr. $V^2\Gamma^2$ | *εἰς*] *ἐς M* ‖ versum **190** in textu omissum adiecit in marg. A^2 inter lineas Θ^2 ‖ v. **190** *μόνον σ'*] sic solus *R*, *σε μόνον* ceteri | *ἔβλαψεν*] in scribendo omissum supra lin. adi. *Θ* | *καὶ*] om. *Θ* ‖ v. **192** *ἐστὶν*] *ἔστιν M* ‖ v. **193** *βδελυρόν*] *βδελλυρὸν* RV^1 ‖ v. **194** *διδόασ'*] rasura post *σ* et apostr. a man. 2 *Γ* *διδόασιν RAΘM* ‖ v. **195** *δῆτά*] *δῆτα* codices (*δῆτα, M*) | *φησ'*] *φήσ'* ex *φῆσ'* corr. *R φηῖσ* V^1 *φὴισ'* V^2 *φῆσ' ΓΘΡ φὴσ' Α φὴσ M φήσ' Vat Ald* | *ΔΗ.*] om. spat. vac. rel. *M* ‖ v. **196** *σοφῶς*] sic *RMSu* (v. *ᾐνιγμένος*) *σαφῶς* reliqui

Ἀλλ' ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης
γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην,
δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη,
κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει,
αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
ΑΛΛ. πῶς οὖν πρὸς ἐμὲ ταῦτ' ἐστίν; ἀναδίδασκέ με.
ΔΗ. βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθ' οὑτοσί.
ΑΛΛ. τί δ' ἀγκυλοχήλης ἐστίν; *ΔΗ.* αὐτό που λέγει·
ὅτι ἀγκύλαις ταῖς χερσὶν ἁρπάζων φέρει.
ΑΛΛ. ὁ δράκων δὲ πρὸς τί; *ΔΗ.* τοῦτο περιφανέστατον.
ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τ' ἀλλᾶς αὖ μακρόν·
εἶθ' αἱματοπώτης ἔσθ' ὅ τ' ἀλλᾶς χὠ δράκων.
τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον
ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.
ΑΛΛ. τὰ μὲν λόγι' αἰκάλλει με· θαυμάζω δ' ὅπως

ADNOTATIO CRITICA.

v. 201 *αἴ κα* Vs. in proecd. — v. 204 *ἐστί; ΟΙΚ. Α τοῦτό που* Vs. in proecd. — v. 207 *ὅ τ' ἀλλᾶς αὖ*] correxit Dawesius. — v. 210 *κύδει κρατήσειν* coni. Göttlingius. — *αἴ κα* Meinekii coniecturam receperat Vs. in proecd. — *θελχθῇ* van d. Sande Bakhuyzen.

SCRIPTURAE DISCREPANTIA.

v. **197** *ἀγκυλοχήλης*] sic *ΓM*^{2} *ἀγκυλοχείλης* reliqui (et *Su*) ‖ v. **198** *αἱματοπώτην*] *αἱματοπότην V* (et lemm. schol. *V*) *ΑΓΘ* *αἱμοτοπ$\overset{o}{ώ}$την M* ‖ v. **199** *ἡ*] om. *P* ‖ v. **200** *κοιλιοπώλῃσιν*] *κοιλιοπώλησι V* *κοιλιοπώλῃσι Ald* *κοιλιοπώλοισιν P* *κυλιοπώλοισιν A* | *κῦδος*] *κύδος VAΘ* | *ὀπάζει*] *ὀπάξει· ΓP* ‖ versum **201** om. *ΑΓ*^{1}*Θ*^{1} adscr. in marg. *Γ*^{2} inter lineas *Θ*^{2} ‖ v. **201** *κεν*] sic *Vat Ald* *κε VΓΘPM* *κα R* | *πωλεῖν*] *πωλῇ Θ* | *ἀλλᾶντας*] *ἀλλάντας RVΓΘM* | *μᾶλλον*] om. *R* | *ἕλωνται*] *ἔλλωνται V*^{1} ‖ v. **202** *με* om. *R* ‖ v. **203** *ἐσθ'*] *εστὶν R* | v. **204** *ἀγκυλοχήλης*] sic *M*^{2} *ἀγκυλοχείλης* reliqui | *ΔΗ.*] om. spat. vac. rel. *M* ‖ v. **205** *ὅτι*] *ὅτ' ΑΘ* ‖ v. **206** *ΔΗ.*] om. spat. vac. rel. *M* ‖ v. **207** *ὁ* ante *δράκων* om. *M* | *ὅ τ' ἀλλᾶς*] *ἀλλᾶς τ' RΘAld* *ἀλλάς τ' VΓ* (*άς τ'* in ras. a *Γ*^{2}) *PM* *ἀλλὰς τ' A* ‖ v. **208** *εἶθ'*] *εἴθ' R* | *αἱματοπώτης*] *αἱματοπότης V* (et lemm. schol. *V*) *Γ*^{2}*ΘP* | *ἔσθ'*] *ἐστὶν RPAld* *ἐστίν· M* | *ἀλλᾶς*] *ἀλλὰς V*^{1}*ΑΓP* *ἀλλάς M* | *χὠ*] *χ' ὁ Θ* ‖ v. **209** *φησι*] *φασὶ ΑΘ* ‖ v. **210** *αἴ*] *ἅ A* *ἃ Θ*^{1} ‖ v. **211** *λόγι' αἰκάλλει*] sic *M Ald* *αἰκάλλει Su* *λόγια αἰκάλλει R* *λόγια 'καλ*εῖ V* *λόγια καλεῖ ΑΘ* *λόγι ἀκάλει P* *λόγι ἀκάλλει Γ* (*άλλε* in ras. a *Γ*^{2} quae etiam spiritum supra *α* posuit)

τὸν δῆμον οἷός τ' ἐπιτροπεύειν εἴμ' ἐγώ.
ΔΗ. φαυλότατον ἔργον· ταὔθ' ἅπερ ποιεῖς ποίει·
τάραττε καὶ χόρδευ' ὁμοῦ τὰ πράγματα
ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ,
ὑπογλυκαίνων ῥηματίοις μαγειρικῶς.
τὰ δ' ἄλλα σοι πρόσεστι δημαγωγικά·
φωνὴ μιαρά, γέγονας κακῶς, ἀγόραιος εἶ·
ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ·
χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.
ἀλλὰ στεφανοῦ, καὶ σπένδε τῷ Κοαλέμῳ·
χὤπως ἀμυνεῖ τὸν ἄνδρα. *ΑΛΛ.* καὶ τίς ξύμμαχος
γενήσεταί μοι; καὶ γὰρ οἵ τε πλούσιοι
δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
ΔΗ. ἀλλ' εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι
μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι,
καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί,
καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός,

ADNOTATIO CRITICA.

v. 213 ταὔθ'] Lentingius. — vm. 215 delendum censuit Kockius, post vm. 215 versum unum excidisse suspicatus est Ribbeckius, versum 216 transponi ante v. 215 iussit Reifferscheidius. — v. 216 μαγειρικῶς] Lentingius. — vm. 219 auctore Bergkio spurium iudicaverunt Kockius et Velsenus. — vv. 227. 228 tamquam spurios notaverunt Bambergius et Oerius.

SCRIPTURAE DISCREPANTIA.

v. **212** οἷός τ'] οἷός τε (οἷ ex οἱ corr.) *V* οἷος τε *Γ*^{2} οἷος omisso τ' *M* | ἐπιτροπεύειν εἴμ'] sic *RM* (εἶμ' *R* εἴμ' *M*) εἴμ' (vel εἶμ') ἐπιτροπεύειν reliqui ‖ v. **213** ταὔθ'] ταῦθ' codices | ποιεῖς ποίει] *P* ποεῖς πόει ceteri ‖ v. **214** τάραττε] τάρατι *P* ‖ versum **215** om. *R*. versu enim 214 in *R* pagina 78^r finitur, a qua pagina nulla amplius leguntur scholia in Equitibus, ut non mirum sit correctorem non supplevisse versum omissum ‖ v. **215** ἀεὶ] αἰεὶ *ΓPAld* | προσποιοῦ] προσποοῦ *ΑΓΘ* | post προσποιοῦ interpungunt ,*PM* . *Θ* : *Γ* ‖ v. **216** μαγειρικῶς] μαγειρικοῖς codices ‖ v. **217** δημαγωγικά] μαγειρικά *Γ* in textu; hoc deleto superscr. γρ. δημαγωγικά *Γ*^{1} γρ. μαγειρικά *Γ*^{2} ‖ v. **218** κακῶς] κακός *PAld* | ἀγόραιος] ἀγοραῖος *VΑΘMAld* ἀγόραῖος *Γ* ‖ v. **219** ἅπαντα πρὸς] ἅπαντα ** πρὸς (eras. τὰ ut vid.) *V* ἅπαντα τὰ πρὸς *Γ*^{2}*Ald* ‖ v. **222** χὤπως corr. ex ὅπως *M* | ἀμυνεῖ] εῖ in ras. *Γ*^{2} ἀμύνει *ΑΘM* ‖ v. **224** βδύλλει] βδύλη *M* βδέλλει *Α* ‖ v. **225** *ΔΗ.*] ν$\overset{\kappa}{\iota}$ *Α* | ἱππῆς] ἱππῆς *M* ἱππῆις *Ald* ἱππεῖς *V* (et lemm. schol. *V*) *ΑΓ* (ι et ει in ras. a *Γ*^{2})

κἀγὼ μετ᾽ αὐτῶν, χὠ θεὸς ξυλλήψεται.
καὶ μὴ δέδιθ᾽· οὐ γάρ ἐστιν ἐξῃκασμένος.
ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν
τῶν σκευοποιῶν εἰκάσαι. πάντως γε μὴν
γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
ΑΛΛ. οἴμοι κακοδαίμων, ὁ Παφλαγὼν ἐξέρχεται.

ΚΛΕΩΝ

οὔ τοι μὰ τοὺς δώδεκα θεοὺς χαιρήσετον,
ὁτιὴ ᾽πὶ τῷ δήμῳ ξυνόμνυτον πάλαι.
τουτὶ τί δρᾷ τὸ Χαλκιδικὸν ποτήριον;
οὐκ ἔσθ᾽ ὅπως οὐ Χαλκιδέας ἀφίστατον.
ἀπολεῖσθον, ἀποθανεῖσθον, ὦ μιαρωτάτω.
ΔΗ. οὗτος, τί φεύγεις; οὐ μενεῖς; ὦ γεννάδα
ἀλλαντοπῶλα, μὴ προδῷς τὰ πράγματα.
ἄνδρες ἱππῆς, παραγένεσθε· νῦν ὁ καιρός. ὦ Σίμων,
ὦ Παναίτι᾽, οὐκ ἐλᾶτε πρὸς τὸ δεξιὸν κέρας; —
ἄνδρες ἐγγύς· ἀλλ᾽ ἀμύνου κἀπαναστρέφου πάλιν.
ὁ κονιορτὸς δῆλος αὐτῶν ὡς ὁμοῦ προσκειμένων.
ἀλλ᾽ ἀμύνου καὶ δίωκε καὶ τροπὴν αὐτοῦ ποιοῦ.

ADNOTATIO CRITICA.

v. 234 isiciario dedit K. F. Hermannus, Demostheni continuari iussit Beerius. — v. 239 *ἀπολεῖσθον, ἐξαπολεῖσθον* coni. Meinekius. — v. 242. 243 *ὦ Σίμων καὶ Παναίτι᾽* Blaydesius. — verba *ὦ Σίμων* — *κέρας* a choro nondum conspicuo post scaenam pronuntiata esse putat Kaehlerus. — v. 244 *ἄνδρες*] Dindorfius.

SCRIPTURAE DISCREPANTIA.

v. **230** *ἐξῃκασμένος*] *ἐξεικασμένος* *Su Ald* ‖ v. **231** *αὐτὸν οὐδεὶς*] *οὐδεῖς αὐτὸν* *R* | *ἤθελεν*] *ἠθελε* *R* *ἤθελε* $Θ^1$*PMAld* ‖ v. **234** *ΑΛΛ.*] Niciae personam praefigunt codices ‖ v. **235** *χαιρήσετον*] *χαρήσετον* *R* *χαρήσεται* P^1 *χαιρήσεται* P^2 ‖ v. **236** *ξυνόμνυτον*] sic solus *R* *ξυνώμνυτον* ceteri ‖ v. **238** *ἔσθ᾽*] *RM* *ἔστιν* reliqui ‖ v. **239** *ἀπολεῖσθον ἀποθανεῖσθον*] *ἀπολεῖσθον ἀπολεῖσθον* *R* | *μιαρωτάτω*] *μιαρωτάτωι* *R* ‖ v. **240** *ἐν τισι δὲ οἱ δύο στίχοι οὐκ ἔγκεινται.* schol. | *ΔΗ.*] Θε *R* ν$\overset{\kappa}{ι}$ *A* ‖ v. **241** *ἀλλαντοπῶλα*] *ἀλλαντοπώλα* *RAΘM* *ἀλλαντοπώλης* *P* ‖ v. **242** versui notam allantopolae praef. *R* | *ἱππῆς*] *ἱππῆς* *M* *ἱππῆις* *Ald* *ἱππεῖς* $AΘ^2$ | *παραγένεσθε*] *παρὰ γίνεσθε* *V* *παραγίνεσθε* *ΑΓΘ* *παραγίγνεσθε* *PMAld* ‖ v. **243** *Παναίτι᾽*] *παι ναίτι* *R* | *πρὸς*] *καὶ* lemm. schol. *V* ‖ v. **244** versui praefigunt Θε *R* $\overset{\mu}{δ}$η *A* | *ἄνδρες*] *ἄνδρες* codices | *ἀλλ᾽*] om. *M* | *κἀπαναστρέφου*] *κἀπάναστράφου* *P* ‖ v. **246** *ποιοῦ*] sic solus *P* *ποοῦ* reliqui ‖

ΧΟΡΟΣ ΙΠΠΕΩΝ

παῖε παῖε τὸν πανοῦργον καὶ ταραξιππόστρατον
καὶ τελώνην καὶ φάραγγα καὶ Χάρυβδιν ἁρπαγῆς,
καὶ πανοῦργον καὶ πανοῦργον· πολλάκις γὰρ αὔτ' ἐρῶ.
καὶ γὰρ οὗτος ἦν πανοῦργος πολλάκις τῆς ἡμέρας.
ἀλλὰ παῖε καὶ δίωκε καὶ τάραττε καὶ κύκα,
καὶ βδελύττου, καὶ γὰρ ἡμεῖς, κἀπικείμενος βόα·
εὐλαβοῦ δὲ μὴ 'κφύγῃ σε· καὶ γὰρ οἶδε τὰς ὁδούς,
ἅσπερ Εὐκράτης ἔφευγεν εὐθὺ τῶν κυρηβίων.
ΚΛ. *ὦ γεροντες ἡλιασταί, φράτερες τριωβόλου,*
οὓς ἐγὼ βόσκω κεκραγὼς καὶ δίκαια κἄδικα,
παραβοηθεῖθ', ὡς ὑπ' ἀνδρῶν τύπτομαι ξυνωμοτῶν.
ΧΟ. *ἐν δίκῃ γ', ἐπεὶ τὰ κοινὰ πρὶν λαχεῖν κατεσθίεις,*
κἀποσυκάζεις πιέζων τοὺς ὑπευθύνους, σκοπῶν
ὅστις αὐτῶν ὠμός ἐστιν ἢ πέπων ἢ μὴ πέπων,
κἄν τιν' † αὐτῶν γνῷς ἀπράγμον' ὄντα καὶ κεχηνότα,

ADNOTATIO CRITICA.

v. 250 *τῆς ἡμέρας* non intelligo. An *χὠσημέραι*? — v. 255 *φράτερες*] Dindorfius. — v. 259 *τοὺς ὑπηκόους* coni. Herwerdenus. — v. 260 *ἢ πέπων ἢ μηδέπω* coni. Kockius. *ἢ πέπων ἢ μὴ 'κπέπων* O. Schneiderus. — vv. 261—263 Velsenus, Brunckium secutus, post v. 265 transposuerat. Sed sic bis idem de iisdem diceret Aristophanes (*τρέμων τὰ πράγματα — ἀπράγμον'*). Rectius Kockius corruptionis sedem cognovisse videtur, cum scholiastae explicatione edoctus in vv. 261—263 Aristophanem de sociis loqui intelligeret, quamobrem coniecit *κἄν τιν' αὖ γνῷς τῶν ξένων ἀπράγμον' ἀνακεχηνότα*, mutatione nimis vehementi. Lenius Blaydesius: *κἤν ξένον που γνῷς ἀπράγμον' ὄντα κ. κ.* — *κἄν τιν' ἀστῶν γνῷς* Tuckerus et Poekelius.

SCRIPTURAE DISCREPANTIA.

v. **247** *ΧΟΡΟΣ ΙΠΠΕΩΝ*] *ἱππέων* om. *ΑΘΜ Ald* ‖ v. **248** *φάραγγα*] prius *γ* in ras. Γ^2 *φάλαγγα V φάραγκα* ex *φάραρκα* corr. lemm. schol. *V φάρυγγα Su* (v. *παίει*) | *χάρυβδιν*] *χαρύβδην* V^2 | *ἁρπαγῆς*] *ῆς* in ras. *Θ ἁρπαγῶν* P^1 ‖ v. **251** *καὶ*] ante *δίωκε* om. *R* | *καὶ δίωκε καὶ τάραττε*] *καὶ τάραττε· καὶ δίωκε· M* ‖ v. **253** *μὴ 'κφύγῃ*] *'κ* in ras. $\Gamma^2\Theta^2$ *μὴ κφύγη R μὴ ἀκφύγη V μή* $\overset{ε''}{\text{κ}}$*φύγη A μὴκφύγη M* ‖ v. **254** *ἅσπερ*] *ὥσπερ* Θ^1 (*γρ. ἃς* superscr. Θ^2) | *ἔφευγεν*] sic *Su* (v. *εὐλαβοῦ* et *τὰς ὁδοὺς οἶδεν*) *ἔφυγεν* codd. | *εὐθὺ*] in ras. Γ^2 ‖ v. **255** *φράτερες*] *φράτορες R V* $\Gamma\Theta^2$ *P M Ald Su* (v. *ἡλιασταί*) *φάτορες A* Θ^1 ‖ v. **256** *οὓς*] *οἷς A οὗς* Θ^1 ‖ v. **257** *παραβοηθεῖθ'*] *παραβοηθεῖσθ' RM βοηθεῖθ' Su* (v. *ξυνωμοτῶν*) ‖ v. **258** *ΧΟ.*] om. *M* ‖ v. **260** *ἐστιν*] *ἐστὶ· V* ‖ v. **261** *κἄν*] superscr. Γ^2 *κ' ἤν R κ' ἠν' V*

καταγαγὼν ἐκ Χερρονήσου, διαλαβών, ἀγκυρίσας,
εἶτ' ἀποστρέψας τὸν ὦμον αὐτὸν ἐνεκολήβασας.
καὶ σκοπεῖς γε τῶν πολιτῶν ὅστις ἐστὶν ἀμνοκῶν,
πλούσιος καὶ μὴ πονηρὸς καὶ τρέμων τὰ πράγματα.
ΚΛ. ξυνεπίκεισθ' ὑμεῖς; ἐγὼ δ', ὦνδρες, δι' ὑμᾶς τύπτομαι,
ὅτι λέγειν γνώμην ἔμελλον ὡς δίκαιον ἐν πόλει
ἱστάναι μνημεῖον ὑμῶν ἐστιν ἀνδρείας χάριν.
ΧΟ. ὡς δ' ἀλαζών, ὡς δὲ μάσθλης· εἶδες οἷ' ὑπέρχεται
ὡσπερεὶ γέροντας ἡμᾶς κἀκκοβαλικεύεται;
ἀλλ' ἐὰν ταύτῃ γε νικᾷ, ταυτῃὶ πεπλήξεται·
ἣν δ' ὑπεκκλίνῃ γε δευρί, πρὸς σκέλος κυρηβάσει.
ΚΛ. ὦ πόλις καὶ δῆμ', ὑφ' οἵων θηρίων γαστρίζομαι.

ADNOTATIO CRITICA.

v. 262 *διαλαβὼν*] Casaubonus. — *ἠγκύρισας* Brunckius. — v. 263 *ὠμὸν* Vossius. — *ἐνεκολήβασας*] Bentleius Hesychium secutus. — v. 264 *καὶ σποδεῖς* coni. Meinekius, *καὶ πέκεις* vel *ξυρεῖς* Kockius. — v. 268 *ἱστάναι*] Elmsleius. — v. 270 *κἀκκοβαλικεύεται*] Brunckius (*κ' ἐκκοβαλικεύεται* Toupius). *καὶ κοβαλικεύεται* Kockius. *γέροντας ὄντας καὶ κοβαλικεύεται* Porsonus. — v. 271 *νικᾷ* corruptum esse vidit Blaydesius, qui coni. *ταύτῃ γε νεύσῃ* vel *ταύτῃ φέρηται*. — v. 272 *ἣν δ' ὑπεκκλίνῃ γε, δευρὶ πρὸς* Bernhardyus. — post vm. 273 aliquid excidisse vidit Sauppius.

SCRIPTURAE DISCREPANTIA.

κἤν $A\Gamma^1\Theta PM$ *κῆν* *Ald* | *ἀπράγμον'*] *ἀπράγμονα* *R* | *ὄντα*] om. *R* | *καὶ*] om. V^1 supra lin. adi. V^2 ‖ v. **262** *χερρονήσου*] *ρρο* in ras. Γ^2 | *διαλαβὼν*] *διαβαλὼν* (vel *διαβαλών*) codd. (et *Su* v. *ἀγκύρισμα*) | *ἀγκυρίσας*] *γκ* in ras. Γ^2 ‖ v. **263** *ἐνεκολήβασας*] *ἐνεκολάβησας* *R V Γ* (*ἑ* in ras. a Γ^2)$\Theta^2 PM$(*βι* supra *βη* scr. M^2)*Ald Su* (v. *ἀγκύρισμα*) *ἀνεκολάβησας* $A\Theta^1$ ‖ v. **264** *ὅστις ἐστὶν*] *ὅς ἐστιν* *Θ* *ὅσ' ἐστιν* *Γ* ‖ v. **266** *ΚΛ.*] om. *M* | *ξυνεπίκεισθ'*] *ξυνεπικεῖσθ'* *R* *ξυνεπίσκεισθ'* *A* *ξυνηπίκεισθ'* P^1 | *ὦνδρες*] *ἄνδρες* *R* ‖ v. **267** *ἔμελλον*] *ἔλεγον* RV^1 | *ὡς* (*καὶ* supra) *M* ‖ v. **268** *ἱστάναι*] *ἑστάναι* codd. | *ἀνδρείας*] *ἀνδρίας* *ΓP* ‖ v. **269** *ΧΟ.*] om. *M* *ἱππεῖς* *A* | *μάσθλης*] *σ* prius in ras. *Θ* | *οἷ'*] apostr. adi. $V^2\Theta^2$ | *ὑπέρχεται*] *ἐπέρχεται* *M* ‖ v. **270** *ἡμᾶς*] om. *R* | *κἀκκοβαλικεύεται*] *ἐκκοβαλικεύεται* codd. (etiam *Su* v. *ὑπέρχεται*) ‖ v. **271** *ταυτῃὶ*] *ταύτηγε* M^2 ‖ v. **272** *ἣν δ' ὑπεκκλίνῃ*] *ἢ̃ν δ' εκκλίνηι* *R* *εἰ δ' ἐκκλίνει* (*ἐκκλίνοι* cod. *A* *ἐνκλίνει* cod. *V*) *Su* (v. *κυρηβάσει*) | *γε*] *γε,* *A* *γε** *Γ* | *δευρί,*] *δευρὶ* *R V A Θ* *δευρὶ,* *P M Ald* | *πρὸς σκέλος*] *τὸ σκέλλος* *R* *πρὸς κέλος* V^1 *πρὸς* del. et in marg. adscr. *πᾶν*(?) *τὸ* P^2 | *κυρηβάσει*] *η* in ras. *Γ* *κηρυβάσει* *A* ‖ v. **273** *ΚΛ.*] om. *M* | *δῆμ'*] *δῆμ'* (*μοι* supra) *M* | *γαστρίζομαι*] *γαστρίξομαι* P^1

ΧΟ. . . . .
καὶ κέκραγας, ὥσπερ ἀεὶ τὴν πόλιν καταστρέφει;
ΚΛ. ἀλλ' ἐγώ σε τῇ βοῇ ταύτῃ γε πρῶτα τρέψομαι.
ΧΟ. ἀλλ' ἐὰν μὲν τόνδε νικᾷς τῇ βοῇ, τήνελλά σοι·
ἢν δ' ἀναιδείᾳ παρέλθῃ σ', ἡμέτερος ὁ πυραμοῦς.
ΚΛ. τουτονὶ τὸν ἄνδρ' ἐγὼ 'νδείκνυμι, καὶ φήμ' ἐξάγειν
ταῖσι Πελοποννησίων τριήρεσι ζωμεύματα.
ΑΛΛ. ναὶ μὰ Δία κἄγωγε τοῦτον, ὅτι κενῇ τῇ κοιλίᾳ
εἰσδραμὼν εἰς τὸ πρυτανεῖον, εἶτα πάλιν ἐκθεῖ πλέᾳ.
ΔΗ. νὴ Δί', ἐξάγων γε τἀπόρρηθ', ἅμ' ἄρτον καὶ κρέας
καὶ τέμαχος, οὗ Περικλέης οὐκ ἠξιώθη πώποτε.
ΚΛ. ἀποθανεῖσθον αὐτίκα μάλα.

ADNOTATIO CRITICA.

v. 274 ὥπερ coni. Kockius. — vm. 275 Cleoni dedit Bergkius. — v. 276 μὲν τόνδε] Porsonus. — τήνελλά σοι Kockius. τήνελλ' ἔσει Porsonus. τηνελλάσει Meinekius. — v. 277 παρέλθῃ σ'] priusquam in cod. *M* repperiretur, coni. Bergkius. — v. 278 'νδείκνυμι] Dindorfius ex scholiis. — v. 281 ἐσδραμὼν ἐς Vels. in proecd. — versus 282. 283 choro tribuunt Beerius et Kaehlerus. — v. 282 ἐξάγων] Porsonus.

SCRIPTURAE DISCREPANTIA.

v. **274** *ΧΟ.*] om. *M* | κέκραγας] supra γας Γ^2 scr. ὡς | ὥσπερ] ὅσπερ *Ald* | ἀεὶ] αἰεὶ *Ald* | καταστρέφει] *R* καταστρέφεις ceteri ‖ v. **275** *ΚΛ.*] om. *M* isiciarii nota est in reliquis | ἀλλ' ἐγώ σε] ἀλλὰ 'γώ σε *M* ἀλλ' ἔγωγέ σε Γ^1 | βοῇ] οῇ in ras. *Θ* β in ras. *M* | πρῶτα] *R* πρῶτον ceteri (πρῶ in ras. *Θ*) ‖ v. **276** *ΧΟ.*] om. *M* | μὲν τόνδε] μέντοι γε codd. (οι γ in ras. *Θ*) | τῇ βοῇ] om. *R* | τήνελλά σοι] τήνελλος εἶ codd. (et *Su* v. τήνελλα) ‖ v. **277** ἀναιδείᾳ] ἀναιδία V^1 | παρέλθῃ σ'] παρέλθη σ' *M* παρέλθῃς ceteri (et *Su* l. l.) ‖ v. **278** *ΚΛ.*] om. *Θ* | τουτονὶ] γρ. τοῦτον Γ^3 | ἄνδρ'] ἄνδρα *ΑΘ* | 'νδείκνυμι] δείκνυμι codd. et *Su* (v. ὑποζώματα) ἐνδείκνυμι lemm. schol. *M Su* ‖ v. **279** allantopolae notam praef. *M* | ταῖσι] τοῖσι *ΑΘ* ταῖς V^1 | Πελοποννησίων] πελοπονησίων *ΘP* ‖ v. **280** *ΑΛΛ.*] δη. *ΘM* ‖ v. **281** εἰσδραμὼν] ἐσδραμὼν *RVPAldSu* (v. ἐκθεῖ et κενοί) | εἰς] ἐς *RVPMAldSu* (ibid.) ‖ v. **282** *ΔΗΜ.*] $\overset{\delta}{\chi}$ *Θ* | νὴ Δί'] νὴ δία *V* et lemm. schol. *V* | ἐξάγων] ἐξαγαγών codd. (ἐξ expunx. Γ^2) | γε] με *R* σε M^1 | ἅμ' ἄρτον] ἅμαρτον $V^1 A \Theta^1$ | κρέας] κρέα *R* (et schol. *VΓΘ*) ‖ v. **283** οὗ Περικλέης] οὗπερ κλέης $\Gamma^1 \Theta^1$ | ἠξιώθη] ἠξιώθην *Α* | πώποτε] πῶποτε *M* ποτέ. *R* ‖ vv. **284—302** in *RΑ* sic dispositi sunt, ut in singulis lineis bini versus scripti sint, nisi quod in *R* v. 302 (ἱερὰς ἔχοντα κοιλίας), in *Α* v. 300 (καὶ σὲ φανῶ τοῖς πρυτάνεσιν) solus lineam occupat.

ΑΛΛ. τριπλάσιον κεκράξομαί σου.
ΚΛ. καταβοήσομαι βοῶν σε.
ΑΛΛ. κατακεκράξομαί σε κράζων.
ΚΛ. διαβαλῶ σ', ἐὰν στρατηγῇς.
ΑΛΛ. κυνοκοπήσω σου τὸ νῶτον.
ΚΛ. περιελῶ σ' ἀλαζονείαις.
ΑΛΛ. ὑποτεμοῦμαι τὰς ὁδούς σου.
ΚΛ. βλέψον εἴς μ' ἀσκαρδάμυκτος.
ΑΛΛ. ἐν ἀγορᾷ κἀγὼ τέθραμμαι.
ΚΛ. διαφορήσω σ', εἴ τι γρύξει.
ΑΛΛ. κοπροφορήσω σ', εἰ † λαλήσεις.
ΚΛ. ὁμολογῶ κλέπτειν, σὺ δ' οὐχί.
ΑΛΛ. νὴ τὸν Ἑρμῆν τὸν ἀγοραῖον,
κἀπιορκῶ γε βλεπόντων.
ΚΛ. ἀλλότρια τοίνυν σοφίζει,

ADNOTATIO CRITICA.

v. 290 *ἀλαζονείαις*] Elmsleius. — v. 292 *ἀσκαρδαμυκτί* Meinekium secutus Vs. in proecdosi. — v. 294 *γρύξει*] Elmsleius. — v. 295 *κοπροφαγήσεις, εἰ* coni. Velsenus. *κοπροβολήσω σ'* Blaydesius. *κοπροφορύξω σ'* Piccolomini. — *εἰ λακήσει* Blaydesius. Certe *λαλήσεις* non ab Aristophane scriptum est, sed mihi glossema esse videtur verborum *εἴ τι γρύξει* (cf. Su. v. *κοπρία*), quo quid expulsum sit, nescimus. — Post vm. 299 excidisse versum talem fere: *δῆλος εἶ τις ὢν σοφιστής* coni. Velsenus.

SCRIPTURAE DISCREPANTIA.

a v. **285** usque ad **297** incl. pro notis personarum lineolas habet *M* ‖ v. **285—302** in *P* sic scripti sunt, ut singulae lineae binos versus contineant ‖ v. **287** *κατακεκράξομαί*] *κατακραξομαί R* | *σε*] *σου* $V^2 A \Theta^1 PM$ *Ald* ‖ v. **289** *κυνοκοπήσω*] *κυνοσκοπήσω* Θ^1 | *σου*] *ου* in ras. *M* *σε* lemm. schol. *V* | *τὸ νῶτον*] *τὸ* in ras. Γ^2 *τὸν νῶτον* VPM^1 lemm. sch. *Θ* *τὸν νότον R* ‖ v. **290** *ἀλαζονείαις*] *ἀλαζονείας* codd. et *Su* (v. *περιελῶ*) ‖ v. **292** *εἴς μ'*] *εἰς μ' R* *εἰς ἔμ' VAΓ ΘPM Ald Su* (v. *ἀσκαρδαμυκτί*) | *ἀσκαρδάμυκτος*] *ἀσκαρδαμύκτως* $A\Gamma^1\Theta M$ *ἀσκαρδάμυκτον Su* (v. *ἀσκαρδαμυκτί*) *ἀσκαρδαμυκτί* Et. M. 716, 11. Lex Bachm. 1, 152 (Bekk. An. 452, 22) ‖ v. **294** *γρύξει*] *γρύξεις* $RV\Gamma^2\Theta^2$ *Su* (v. *κοπρία*) *γρύζεις* $A\Gamma^1\Theta^1PM$ *Ald* ‖ v. **296** *οὐχί.*] *οὐχί; M Ald* ‖ v. **297** *διαιροῦσιν ἀπὸ τοῦ νὴ τὸν Ἑρμῆν τοὺς τρεῖς στίχους. οἱ δὲ τοὺς δύο συνάπτουσιν.* schol. *M* ‖ v. **298** versui Cleonis notam praefigunt *RVΓΘP* ‖ v. **299** isiciario datur *RVΓΘP* pers. not. om. *M* spatio relicto *A* | *σοφίζει*] *σοφίζῃ MSu* (v. *σοφιστής*) $\overset{\eta}{\text{σοφίζει}}$ *Θ*

καὶ φανῶ σε τοῖς πρυτάνεσιν,
ἀδεκατεύτους τῶν θεῶν † ἱε-
ρὰς ἔχοντα κοιλίας.

ΧΟ. *ὦ μιαρὲ καὶ βδελυρὲ κρᾶκτα, τοῦ σοῦ θράσους*
πᾶσα μὲν γῆ πλέα, πᾶσα δ' ἐκκλησία,
καὶ τέλη καὶ γραφαὶ καὶ δικαστήρι', ὦ
βορβοροτάραξι καὶ
τὴν πόλιν ἅπασαν ἡμῶν ἀνατετυρβακώς,
ὅστις ἡμῶν τὰς Ἀθήνας ἐκκεκώφευκας βοῶν,
κἀπὸ τῶν πετρῶν ἄνωθεν τοὺς φόρους θυννοσκοπῶν.

ΚΛ. *οἶδ' ἐγὼ τὸ πρᾶγμα τοῦθ' ὅθεν πάλαι καττύεται.*

ΑΛΛ. *εἰ δὲ μὴ σύ γ' οἶσθα κάττυμ', οὐδ' ἐγὼ χορδεύματα,*

303—313 = 382—396.

ADNOTATIO CRITICA.

v. 300 *καὶ φανῶ σε*] Porsonus, *καί σε φαίνω* Burgesius. — v. 301 *ἱρὰς* G. Hermanni coniecturam receperat Vs. in proecd., sed *ἱερὰς* omnino non quadrat in loci sententiam et glossa videtur esse, quae olim ad *τῶν θεῶν* adscripta, deinde in textum irrepsit, expulso vocabulo genuino (an *τὰς σὰς*?). — v. 304 *κρᾶκτα*] Meinekius (*κράκτα* Dobraeus). *καὶ κατακεκρᾶκτα* G. Hermannus. *καὶ κεκράκτα σοῦ θράσους* Bergkius. — v. 312 *ἐκκεκώφωκας* Porsonum secutus Vs. in proecd. — v. 313 *τῆς πέτρας* coni. Dobraeus conl. v. 754. — *θυννοσκοπῶν* — Vs. in proecd., cum non finita sit sententia, interrumpente Cleone. *θυννοσκοπεῖς* Kockius.

SCRIPTURAE DISCREPANTIA.

v. **300** ante versum Cleonis nota est *RVΓΘ* | *καὶ φανῶ σε*] *καί σε* (*καὶ σε R καὶ σὲ ΑΓΘ*) *φανῶ* codd. ‖ v. **301. 302** in *ΑΓΘPM* unum versum efficiunt. in *VR* v. 301 desinit voce *θεῶν*, v. 302 incipit voce *ἱερὰς* ‖ v. **301** ante versum erat nota allantopolae, sed deleta est *R* | *ἀδεκατεύτους τῶν*] *ἀδεκατεύτῶν R* ‖ verba in vv. **303—311** ita disposita sunt, ut singuli versus finiantur vocibus: *βδελυρὲ καὶ* | *πλέα* | *γραφαὶ* | *βορβοροτάραξι καὶ* | *ἀνατετυρβακώς R* (sed spatio relicto post *ἐκκλησία·* et in media voce *ἡ μῶν*) — *βδελυρὲ καὶ* (*βδελυρὲ Ald.*) | *θράσους* | *πλέα* | *ἐκκλησία* | *γραφαὶ* | *ὦ* | *βορβοροτάραξι καὶ* (*βορβοροτάραξι M*) | *ἅπασαν ἡ-* | *ἀνατετυρβακώς VMAld* — *θράσους* | *ἐκκλησία* | *ὦ* | *ἅπασαν ἡ-* | *ἀνατετυρβακώς ΑΓΘP* ‖ v. **304** *κρᾶκτα*] *καὶ κράκτα* $Α\Gamma^1\Theta^1$ *καὶ κεκράκτα* $RV\Gamma^2PMAld$ *καὶ κεκρᾶκτα* Θ^2 ‖ v. **305** *γῆ*] *γῆι V η γῆ R* ‖ v. **309** *βορβοροτάραξι*] *βορβοτάραξι A* ‖ v. **312** *ἐκκεκώφευκας*] sic $Α\Gamma^1\Theta^1$ *ἐκκεκώφηκας* $RV^2\Gamma^2\Theta^2MAld$ *ἐκεκώφηκας P* *ἐκκεκώφησας* V^1 et lemm. schol. *V* *ἀνακεκώφηκας Su* ‖ v. **313** *πετρῶν*] *πέτρων* $Α\Gamma^1\Theta^1$ | *φόρους*] *πόρους M* | *θυννοσκοπῶν*] *θυννο* in ras. *Θ* *θυνοσκοπῶν P* ‖ v. **314** *τοῦθ'*] *τοῦτο· R* ‖ v. **315** *κάττυμ'*] *κάττυμα Θ* | *χορδεύματα*] *τὰ χορδεύματα Θ* ‖

ὅστις ὑποτέμνων ἐπώλεις δέρμα μοχθηροῦ βοὸς
τοῖς ἀγροίκοισιν πανούργως, ὥστε φαίνεσθαι παχύ,
καὶ πρὶν ἡμέραν φορῆσαι, μεῖζον ἦν δυοῖν δοχμαῖν.
ΔΗ. νὴ Δία κἀμὲ τοῦτ' ἔδρασε ταὐτὸν ὥστε καὶ γέλων
πάμπολυν τοῖς δημόταισι καὶ φίλοις παρασχεθεῖν.
πρὶν γὰρ εἶναι Περγασῆσιν, ἔνεον ἐν ταῖς ἐμβάσιν.
ΧΟ. ἆρα δῆτ' οὐκ ἀπ' ἀρχῆς ἐδήλους ἀναί-
δειαν, ἥπερ μόνη προστατεῖ ῥητόρων;
ἧ σὺ πιστεύων ἀμέργεις τῶν ξένων τοὺς καρπίμους,
πρῶτος ὤν· ὁ δ' Ἱπποδάμου λείβεται θεώμενος.

322—334 = 397—408.

ADNOTATIO CRITICA.

versus 319—321 choro tribuunt Beerius Kaehlerus, Niciae Elmsleius. — v. 319 *νὴ Δὶ* Dindorfius. *κἀμὲ τοῦτ' ἔδρασε ταὐτὸν νὴ Δί'* transp. Velsenus in proecd. Porsonum secutus. *κἀμὲ νὴ Δί' αὐτὸ τοῦτ' ἔδρασεν* Elmsleius. *νὴ Δί' αὐτὸ τοῦτο κἄμ' ἔδρασεν* vel *νήχι κἀμὲ τοῦτ' ἔδρασε* Meinekius. — v. 319 *καὶ γέλων*] Elmsleius — v. 320 *παρασχεθεῖν*] Elmsleius. — v. 325 *τῶν* delevit Bentleius. — v. 326 *ἀμέργεις*] Bothius. *ἀμέργει* Kockius. — v. 327 *ὁ δ' Ἱπποδάμου σε λείβεται* coni. Velsenus. *ὁ δ' Ἱπποδάμου*

SCRIPTURAE DISCREPANTIA.

v. **316** *ὑποτέμνων*] ο in ras. Γ^2 *ὑπερτέμνων* $A\Theta^1$ *γρ. ὑπο* superscr. Θ^2 *ὑποτεμὼν Su* (v. *μοχθηρία*) ‖ v. **317** *ἀγροίκοισιν*] *ἀγροίκοισι* codd. (*ἀγροίκοις* lemm. schol. *V*) | *πανούργως*] *πανοῦργος* M^1 lemm. sch. *V* ‖ v. **318** *φορῆσαι*] *γρ. φθάναι* superscr. *M* | *δυοῖν*] *δυεῖν* ex *δυοῖν* corr. *R* *δυεῖν Γ* $\overset{ει}{\text{δυοῖν}}$ *Θ* | *δοχμαῖν*] *αῖ* in ras. a Γ^2 qui superscr. *γρ. καὶ δραχμαῖν* ‖ v. **319** *ΔΗ.*] om. *M* | *νὴ Δία*] *νη δία R* *καὶ νὴ δία* reliqui | *καὶ γέλων*] *κατάγελων* codd. (*κατάγελον Θ*) ‖ v. **320** *δημόταισι*] *δημόταις* $A\Gamma^1\Theta$ | *καὶ φίλοις*] *καὶ* in ras. Γ^2 *καὶ τοῖς φίλοις VAΘPAld* | *παρασχεθεῖν*] *παρασχέθειν R V ΓΘPAld* *πασχέθειν A* $\overset{ρε}{\text{παρασχέθην}}$ *M* ‖ v. **321** *Περγασῆσιν*] *περγασῆισιν R* *περγασῆισι· V* *περγασῆσιν ΓAld* | *ἔνεον*] *ἔναιον R* ‖ versuum **322—327** discriptionem exhibeo, quae est in *RAΓΘP* (nisi quod v. 322 desinit in *ἀναίδειαν* in $R\Gamma^1$, in *ἀναίδει-* in ceteris, et in medio versu *R* dirimit *ἀπαρ. χης* et signo ÷ super *η* in *μόνη* v. 324 picto spatium relinquendum fuisse indicat). In *V* verba sic disposita sunt, ut singuli versus finiantur vocibus: *ἀπ' ἀρ-* | *ἀναίδει-* | *μόνη* | *ῥητόρων* | *καρπίμους* | *Ἱπποδάμου* | *θεώμενος* — in *M Ald* sic: *ἀπ' ἀρ-* | *ἀναίδειαν* (*ἀναί- Ald*) | *μόνη* | *ῥητόρων* | *καρπίμους* | *θεώμενος* ‖ v. **322** *ΧΟ.*] om. *Θ* | *ἆρα*] *ἄρα* $V^1\Theta M^1$ ‖ v. **324** *ἥπερ*] littera *ἡ* in ras. a Γ^2 | *προστατεῖ*] *προσστατεῖ A* | *ῥητόρων*] *τῶν ῥητόρων* codd. ‖ v. **326** *ἀμέργεις*] *ἀμέλγει R* *ἀμέλγεις* reliqui (et *Su* v. *ἀμέλγειν*) ‖ v. **327** *Ἱπποδάμου*] *Ἱππόδαμος* var. lect. schol.

ἀλλ᾽ ἐφάνη γὰρ ἀνὴρ ἕτερος πολὺ
σοῦ μιαρώτερος, ὥστε με χαίρειν,
ὅς σε παύσει καὶ πάρεισι, δῆλός ἐστιν, αὐτόθεν,
πανουργίᾳ τε καὶ θράσει
καὶ κοβαλικεύμασιν.
ἀλλ᾽ ὦ τραφεὶς ὅθενπέρ εἰσιν ἄνδρες οἵπερ εἰσίν,
νῦν δεῖξον ὡς οὐδὲν λέγει τὸ σωφρόνως τραφῆναι.
ΑΛΛ. καὶ μὴν ἀκούσαθ᾽ οἷός ἐστιν οὑτοσὶ πολίτης.
ΚΛ. οὐκ αὖ μ᾽ ἐάσεις; ΑΛΛ. μὰ Δί᾽ ἐπεὶ κἀγὼ πονηρός εἰμι.
ΧΟ. ἐὰν δὲ μὴ ταύτῃ γ᾽ ὑπείκῃ, λέγ᾽ ὅτι κἀκ πονηρῶν.
ΚΛ. οὐκ αὖ μ᾽ ἐάσεις; ΑΛΛ. μὰ Δία. ΚΛ. ναὶ μὰ Δία.
ΑΛΛ. μὰ τὸν Ποσειδῶ,
ἀλλ᾽ αὐτὸ περὶ τοῦ πρότερος εἰπεῖν πρῶτα διαμαχοῦμαι.

ADNOTATIO CRITICA.

μὲν (vel γε vel τοι) Bothius. ὁ δ᾽ Ἱπποδάμου μοι O. Schneiderus. ὁ δ᾽ Ἱπποδάμνου G. Hermannus. ὁ δ᾽ Ἱπποδάμαντος Kockius. Sed nihil mutandum esse docuit M. Erdmannus Philol. 42, p. 199 sq., cum Archeptolemus non architecti Milesii Ἱπποδᾰ́μου filius fuerit, sed Atheniensis cuiusdam ex pago Ἀγρυλή oriundi, cuius nomen sane potuit esse Ἱππόδᾱμος, ut est Atheniensis Ἀρχίδαμος apud Andoc. 1, 35 Ἀρχέδαμος ap. Isae. 7, 13. — v. 333 ἄνδρες οἱ πονηροί Naberus. — v. 336 οὔκουν μ᾽ ἐάσεις; ex Dobraei coniectura dederat Vs. in proecd. — vm. 339 spurium esse iudicavit Dindorfius, adsent. Vels.

SCRIPTURAE DISCREPANTIA.

v. **330** ὅς] ὡς *A* | πάρεισι] πάρεστι Θ^2 *Ald* | αὐτόθεν] ἐνταῦθα $A\Gamma^1\Theta$ (αὐτόθεν superscr. Θ^1 γρ καὶ αὐτόθεν superscr. Γ^2) || v. **331**. **332** in omnibus codd. praeter *V* unum versum efficiunt || v. **331** πανουργίᾳ] ἐν adscr. Δ^2 ἐν πανουργίᾳ *Ald* || v. **332** κοβαλικεύμασιν] κοβαλικεύμασι *Θ* || v. **333** ὅθενπέρ εἰσιν] ὅθεν πάρεισιν *AM* | οἵπερ εἰσίν] οἱπέρ εισι *R* οἵπερ εἴσι *V Ald* οἵπερ εἰσὶ *P* || v. **334** σωφρόνως] σωφρόως *P* || versuum **335—339** ordinem eum exhibui qui est in *R*; in codd. $VA\Gamma^1\Theta P$ *Ald* ordo est hic: 335. 336. 339. 337. 338; in *M* hic: 335. 338. 339. 337. 336; idem ordo restitutus est a Γ^2 litteris α—ε supra versus adscriptis: sed errore nescio quo deceptus supra v. 336 non modo litt. ε sed etiam litt. β pinxit (sic: ·β·ε·) || v. **335** ἐστιν] ἔσθ᾽ *VAΓΘ* ἐσθ᾽ *P* || v. **336** οὐκ αὖ] οὐκοῦν *P* | ἐάσεις] ἐάσῃς· *M* | μὰ Δί᾽] μὰ δία, *M* || v. **337** *ΧΟ.*] corr. ex αλ *A* | ἐὰν δὲ] εἰ δὲ *P* || v. **338**. **339** post v. 335 ponunt $M\Gamma^2$ || v. **338** οὐκ αὖ] οὐκοῦν *P* | μὰ Δία prius] μὰ δί *A* μὰ δία; *Γ* οὐ μὰ δία· *Ald* | *ΑΛΛ.* posterius in textu om. in marg. adi. *R* || v. **339** post v. 336 ponunt $VA\Gamma^1\Theta P$ *Ald* | αὐτὸ] αὐτὸ τοῦτο *VAΓΘP* | πρῶτα] πρῶτον *M* | διαμαχοῦμαι] διαμαχουμαι σοι *R*

ΚΛ. οἴμοι, διαρραγήσομαι. *ΑΛΛ.* καὶ μὴν ἐγὼ οὐ παρήσω.
ΧΟ. πάρες, πάρες, πρὸς τῶν θεῶν, αὐτῷ διαρραγῆναι.
ΚΛ. τῷ καὶ πεποιθὼς ἀξιοῖς ἐμοῦ λέγειν ἔναντα;
ΑΛΛ. ὁτιὴ λέγειν οἷός τε κἀγὼ καὶ καρυκοποιεῖν.
ΚΛ. ἰδοὺ λέγειν. καλῶς γ' ἂν οὖν σὺ πρᾶγμα προσπεσόν σοι
ὠμοσπάρακτον παραλαβὼν μεταχειρίσαιο χρηστῶς.
ἀλλ' οἶσθ' ὅπερ πεπονθέναι δοκεῖς; ὅπερ τὸ πλῆθος.
εἴ που δικίδιον εἶπας εὖ κατὰ ξένου μετοίκου,
τὴν νύκτα θρυλῶν καὶ λαλῶν ἐν ταῖς ὁδοῖς σεαυτῷ,
ὕδωρ τε πίνων κἀπιδεικνὺς τοὺς φίλους τ' ἀνιῶν,
ᾤου δυνατὸς εἶναι λέγειν. ὦ μῶρε τῆς ἀνοίας.
ΔΗ. τί δαὶ σὺ πίνων τὴν πόλιν πεποίηκας, ὥστε νυνὶ
ὑπὸ σοῦ μονωτάτου κατεγλωττισμένην σιωπᾶν;
ΚΛ. ἐμοὶ γὰρ ἀντέθηκας ἀνθρώπων τιν'; ὅστις εὐθὺς

ADNOTATIO CRITICA.

v. 340 *ἐγὼ οὐ*] Bothius. *σ' ἐγὼ οὐ* Bentleius. — v. 342 *ἔναντα*] Hotibius. *λέγειν ἐναντίον μου* Burneius. *ἐμοῦ γ' ἐναντί' εἰπεῖν* Reisigius. *ἐμοῦ βλέπειν ἔναντα* Kockius. — v. 344 *καλῶς γ' ἄν, εἴ τι πρᾶγμα προσπέσοι σοι* Blaydesius. — v. 347 *κατ' Ἀξένου μετοίκου* Vs. in proecd. *κατ' ἀξένου μετοίκου* vel *κατὰ ξένου ἢ μετοίκου* Meinekius. *κατ' ἀπροξένου μετοίκου* Müller-Strübingius. *κατ' ἀξίου μετοίκου* Kaehlerus. — v. 349 *τ'* deleri iubet Cobetus. — vv. 351. 352 falso isiciario tribui ex v. 353 intellegitur, quo Cleo vel chorum vel Demosthenem compellat. Quamobrem hos versus Demostheni dedi.

SCRIPTURAE DISCREPANTIA.

v. **340** *διαρραγήσομαι*] *διαραγήσομαι Γ* | *ἐγὼ οὐ*] *ἐγώ σ'* (*σὲ A σε Θ*) *οὐ* codd. ‖ v. **341** *πάρες πάρες*] *πάρες πάρε P πάρες* semel *Ald* | *τῶν θεῶν*] *τὸν θεὸν R* (*ὁ* in *θεὸν* corr. in *ῶ* R^2) ‖ v. **342** *ΚΛ.*] — *M* | *πεποιθὼς*] *πέποιθας* $A\Gamma^1\Theta^1$ *γρ. καὶ πεποιθὼς* Γ^2 *γρ. ὼς* Θ^2 | *ἔναντα*] *ἐναντία* codd. ‖ v. **343** *ΑΛΛ.*] — *M* | *καρυκοποιεῖν*] $A\Gamma^1\Theta Su$ (v. *καρύκη*) *καρυκκοποιεῖν* RV^1 (et lemm. schol. *V*) $\Gamma^2 M Ald$ *καρυκκοποεῖν* V^2P ‖ v. **344** *ΚΛ.*] — *M* | *ἰδοὺ*] *ἰδοῦ V* | *λέγειν*] *λέγει A λέγε* lemm. schol. *V Ald.* | *καλῶς*] *καλλῶς V* | *σὺ*] sic *Γ σοι R τι Ald* om. reliqui ‖ v. **345** *μεταχειρίσαιο*] ex *μεταχηρίσαιο* corr. *R* | *χρηστῶς*] *χρητῶς R* ‖ v. **346** *οἶσθ' ὅπερ*] *περ* in ras. Γ^2 *οἶσθ' ὅ μοι A Θ P Ald* | *πεπονθέναι δοκεῖς*] *πεπονθέναι μοι δοκεῖς RV* (*ς* ex *ν* corr. V^2) *M* ‖ v. **348** *θρυλῶν*] *θρυλλῶν Θ M Ald* | *ἐν*] supra lin. adi. *M* | *σεαυτῷ*] *ἑαυτοῦ M* ‖ v. **349** *τε*] supra lin. adi. V^2 | *τ' ἀνιῶν*] *γ' ἀνιῶν A* ‖ v. **351** *ΔΗ.*] om. *M* allantopolae nota reliqui | *νυνὶ*] *νῦν* Θ^1 ‖ v. **352** *κατεγλωττισμένην*] *κατεγλωττησμένην* (*λ* ex *ν* corr.) *R κατεγλωτισμένην V* (et lemm. schol. *V*) *Γ κατωγλωττισμένην P* ‖ v. **353** *ΚΛ.*] om. *M* | *τιν'*] *Γ τίν'* ceteri | $\overset{\text{ὅσ}}{\text{ὥστις}}$ *M*

θύννεια θερμὰ καταφαγών, κᾆτ' ἐπιπιὼν ἀκράτου
οἴνου χοᾶ κασαλβάσω τοὺς ἐν Πύλῳ στρατηγούς.
ΑΛΛ. ἐγὼ δέ γ' ἤνυστρον βοὸς καὶ κοιλίαν ὑείαν
καταβροχθίσας, κᾆτ' ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτος
λαρυγγιῶ τοὺς ῥήτορας καὶ Νικίαν ταράξω.
ΔΗ. τὰ μὲν ἄλλα μ' ἤρεσας λέγων· ἓν δ' οὐ προσίεταί με,
τῶν πραγμάτων ὁτιὴ μόνος τὸν ζωμὸν ἐκροφήσει.
ΚΛ. ἀλλ' οὐ λάβρακας καταφαγὼν Μιλησίους κλονήσεις.
ΑΛΛ. ἀλλὰ σχελίδας ἐδηδοκὼς ὠνήσομαι μέταλλα.
ΚΛ. ἐγὼ δ' ἐπεισπηδῶν γε τὴν βουλὴν βίᾳ κυκήσω.
ΑΛΛ. ἐγὼ δὲ κινήσω γέ σου τὸν πρωκτὸν ἀντὶ φύσκης.
ΚΛ. ἐγὼ δέ γ' ἐξέλξω σε τῇ πυγῇ θύραζε κύβδα.

ADNOTATIO CRITICA.

vv. 359. 360 Demostheni tribuit Engerus. — interpunctionem post *με* posuit, post *πραγμάτων* sustulit G. Hermannus. — v. 360 *ἐκροφήσει*] Elmsleius. — v. 364 *φυσήσω* Blaydesius. — v. 365 *ἐγὼ δέ γ'*] Brunckius. *ἐξέλξω*] Porsonus. *τῆς πυγῆς* Vs. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **354** *θύννεια*] *θυννεῖα ΘMAldSu* *θυνεῖα AP* *θυννία V* *θυνία Γ* | *ἐπιπιὼν*] alterum *πι* in ras. Θ^2 | *ἀκρατου R* *ἄκρατα AΘ* *ἄκρατον VΓPMAldSu* (v. *θυννεῖα*) ‖ v. **355** *χοᾶ*] *χοᾶι V* *χοᾷ M* *χόα RΓ*^{2} | *κασαλβάσω*] *καὶ σαλβάσω V*^{1} lemm. schol. *V Su* v. *θυννεῖα* (sed *κασαλβάσω Su* sub hoc lemm.) *κατασαλβάσω* lemm. schol. *M* ‖ v. **356** *ΑΛΛ.*] om. *M* | *δέ γ' ἤνυστρον VΓ*^{2}*Θ*^{2}*Ald* *δὲ ἤνυστρον AΓ*^{1}*Θ*^{1}*P* *δ' ήνυστρον R* *δ' ἤνυστρον MSu* (v. *ἤνυστρον* et *καταβροχθίσας*) et lemm. schol. *VΘ* *δὲ ἤνυστραν* Athenae. 94 d | $\overset{οι}{ὑ}$*είαν R* *ὑΐνην* Athenae. ‖ v. **357** *ἐπιπιὼν*] sic *RSu* (v. *ἀναπόνιπτος*) *ἐκπιὼν* reliqui (*κ* in ras. *Γ*^{2} *ἐπιὼν Θ*^{1}) et Athenae. l. l. | *τὸν*] om. *M* | *ἀναπόνιπτος*] *ἀνα* in ras. *Θ*^{2} *ἀπόνιπτος* Athenae. ‖ v. **358** *ταράξω*] *ταρ* in ras. *Θ*^{2} ‖ v. **359** *ΔΗ.*] chori nota codd. | *ἤρεσας*] *ἤρεσαν P* | *λέγων*] om. *M* | *προσίεταί*] *πρ* in ras. *Θ*^{2} *προσίωταί P* ‖ v. **360** *τῶν πραγμάτων· VΓM* *τῶν πραγμάτων, Ald* | *ὁτιὴ*] *ὅτι ὡς Su* (v. *προσίεται*) | *μόνος*] *μόνως Γ*^{2} | *ἐκροφήσει*] *ἐκροφήσεις* codd. ‖ versum **360** litteris *ἐκρο* claudunt v. **361** litt. *φήσεις* incipiunt *AΓ* ‖ v. **361** *ΚΛ.*] om. *VΓΘPMAld* | *ἀλλ'*] litt. *ἀ* in ras. *Γ*^{2} | *λάβρακας*] *λαύρακας Γ* ‖ v. **362** *ΑΛΛ.*] om. *M* | *ἀλλὰ σχελίδας*] *ἀλλ' ἀσχελίδας ΓΘM* ‖ v. **363** *ΚΛ.*] om. *M* | *γε* in ras. *Γ*^{2} om. *M* ‖ v. **364** *ΑΛΛ.*] om. *M* | *κινήσω*] *βινήσω R* sec. Schöll. | *γέ σου*] in ras. *Γ*^{2} *γέ σοι AΘ* | *φύσκης*] *φύσκηις V* ‖ v. **365** *ΚΛ.*] om. *ΘM* | *ἐγὼ δέ γ'*] *ἐγὼ δ' R* et (in marg.) *Θ*^{2} *ἐγώ δε τ'* (*δε τ'* ex *δ'* corr.) *A* *ἐγὼ δέ τ' VΓ* (*έ τ'*

ΔΗ. νὴ τὸν Ποσειδῶ κἀμέ τἄρ', ἥνπερ γε τοῦτον ἕλκῃς.
ΚΛ. οἷόν σε δήσω 'ν τῷ ξύλῳ.
ΑΛΛ. διώξομαί σε δειλίας.
ΚΛ. ἡ βύρσα σου θρανεύσεται.
ΑΛΛ. δερῶ σε θύλακον κλοπῆς.
ΚΛ. διαπατταλευθήσει χαμαί.
ΑΛΛ. περικόμματ' ἔκ σου σκευάσω.
ΚΛ. τὰς βλεφαρίδας σου παρατιλῶ.
ΑΛΛ. τὸν πρηγορεῶνά σοὐκτεμῶ.
ΔΗ. καὶ νὴ Δί' ἐμβαλόντες αὐ-

ADNOTATIO CRITICA.

v. 366 *κἀμέ τἄρ'*] Bothius. — v. 367 *οἷον σὲ* Vels. in proecdosi. — *'ν τῷ ξύλῳ*] Elmsleius. — v. 367 sqq. mutili et misere perturbati esse videntur. Oerius v. 367. 368 spurios esse, v. 371 post 369 ponendum, vv. 369. 371. 370 Cleoni tribuendos, sed ante singulos Cleonis versus singulos allantopolae dimetros excidisse putat. Wilamowitzius versus sic distribuendos et ordinandos censet: 368 *Αλλ.*, 370 *Κλ.*, 371 *Αλλ.*, 369 *Κλ.*, 372 *Αλλ.* — v. 372 *ἔκ σου*] Dindorfius. — v. 374 *πρηγορῶνα* Bentleium secutus Vs. in proecd.

SCRIPTURAE DISCREPANTIA.

in ras. *Γ*²)*Θ*¹*PM Ald* | *ἐξέλξω*] *ἐξέλλέγξω R ἐξελῶ* (*ἐξολῶ Θ*¹) reliqui (etiam *Su* v. *κύβδα*) | *τῇ πυγῇ*] litt. *τῇ* et *γῇ* in ras. *Γ*² *τῇ πηγῇ Su* (v. *κύβδα*) *τῆς πυγῆς R τῆς πυγμῆς ΑΘ*¹ | *κύβδα*] *κύβδαι V* | *γρ. ἐγὼ δ' ἐξελῶ σε τῇ πυγῇ θύραζε κύβδα Θ*² in marg. ‖ v. **366** *ΔΗ.*] om. *M θε/* (i. e. *θεράπων*) *RA θε/ ἡ* $\overset{o}{\chi}$ *P* $\overset{o}{\chi}$ *ἢ δη/ Γ* chori notam praefigunt *VΘ Ald* | *Ποσειδῶ*] *ποσειδὼ P* | *κἀμέ τἄρ'*] *κἀμὲ γὰρ* codd. | *γε*] om. *Ald* ‖ v. **367—381** in *R* sic scripti sunt, ut versus finiantur vocibus *δειλίας* | *κλοπῆς* | *σκευάσω·* | *παρατιλῶ·* | *αυ* | *ἔνδοθεν* | *κἀνδρικῶς* | *χαλαζᾷ* in mediis lineis spatia relicta post *ξύλῳ·* | *θρανεύσεται·* | *χαμαί·* | *σουγ' ἐκτεμῶ·* | *μαγειρικῶς·* | *αὐ·* | *κεχηνότος* ‖ v. **367—375** in *P* sic dispositi sunt, ut singuli versus finiantur vocibus his: *δειλίας* | *κλοπῆς* | *σκευάσω* | *σοὐκτεμῶ* ‖ v. **367. 368** unum versum efficiunt *M Ald* ‖ v. **367** *οἷόν*] *RΓP οἷον VAΘ οἷον M Ald* | *'ν*] om. codd. ‖ v. **368** *σε*] *σου M* ‖ v. **369. 370** unum versum efficiunt *M* ‖ v. **369** *ΚΛ.*] om. *M* | *θρανεύσεται*] *θρανεύεται P* ‖ v. **370** *ΑΛΛ.*] om. spat. vac. rel. *M* ‖ v. **371** *ΚΛ.*] — *M* | *διαπατταλευθήσει*] *P Ald διαπατταλευθήσῃ* (-*σῃ VA*) ceteri ‖ v. **372** *ΑΛΛ.*] — *M* | *ἔκ σου*] *ἐξ οὗ Γ*¹ (*γρ. ἐκ σοῦ* superscr. *Γ*²) *ἐκ σοῦ* ceteri | *σκευάσω*] *κατασκευάσω Su* (v. *περικόμματ'*) ‖ v. **373** *ΚΛ.*] — *M* | *βλεφαρίδας*] *φλεβαρίσας P* | *παρατιλῶ*] sic *R περιτιλῶ* reliqui ‖ v. **374** *ΑΛΛ.*] — *M* | *σοὐκτεμῶ*] *σου ἐκτεμῶ ΓΘ* (sed *υ ἐ* in ras. *Θ*²)*M σου γ' ἐκτεμῶ R* ‖ v. **375** *ΔΗ.*] sic *Ald* om. *Θ θε/ RVAPM κλέων Γ* | *αὐ-*] voce *αὐτῷ* v. 375 finitur, voce *πάτταλον* v. 376 incipit *ΘM* post

τῷ πάτταλον μαγειρικῶς
εἰς τὸ στόμ', εἶτα δ' ἔνδοθεν
τὴν γλῶτταν ἐξείραντες αὐ-
τοῦ σκεψόμεσθ' εὖ κἀνδρικῶς
κεχηνότος
τὸν πρωκτόν, εἰ χαλαζᾷ.
ΧΟ. ἦν ἄρα πυρός θ' ἕτερα θερμότερα, καὶ λόγων
ἐν πόλει τῶν ἀναιδῶν ἀναιδέστεροι·
καὶ τὸ πρᾶγμ' ἦν ἄρ' οὐ φαῦλον ὧδ' . . .

ADNOTATIO CRITICA.

v. 382 θ'] in πυρός θ' addidit Velsenus. — v. 385 nescio an pro φαῦλον ex Aldina recipiendum sit φλαῦρον. post ὧδ' excidisse putat Velsenus ἀλλὰ καλόν, Bergkius οὐδ' ἐλαφρόν, Weckleinius tentavit haec: φαῦλον ὅσα γ' ὧδ' ἰδεῖν.

SCRIPTURAE DISCREPANTIA.

αὐ duae fere litterae erasae *Γ* | v. **375. 376** unum versum efficiunt, spatio trium fere litt. post αὐτῷ relicto, *A* ‖ v. **376** πάτταλον] πάταλον *P* ‖ v. **377. 378** unum versum efficiunt, qui finitur voce αὐτοῦ *A* ‖ v. **377** στόμ'] στόμα *AΘ* | εἶτα δ' ἔνδοθεν *R* εἶτα γ' ἔνδοθεν *Ald* εἶτ' (εἴτ' *V*) ἔνδοθεν ceteri | post ἔνδοθεν spat. trium fere litt. *A* ‖ v. **378** γλῶτταν] γλῶσσαν *RMSu* (v. ἐξείραντες) | ἐξείραντες] ἐξήραντες *Γ* $\overset{α}{\text{ἐξήραντες}}$ *Θ* | αὐ-] αὐτοῦ *AΓΘPM* ‖ v. **379. 380** unum versum efficiunt *P* ‖ v. **379** τοῦ] om. *PM* ras. del. *ΓΘ* habet *A* (in quo est igitur αὐτοῦ τοῦ) | σκεψόμεσθ'] sic *Ald* σκεψόμεθ' *RAΓP* σκεψόμεθα *Θ* ἐκκοψόμεθα *Su* (v. ἐξείραντες) σκεψώμεθ' *VM* σκεψώμεθα lemm. schol. *V* | εὖ] αὖ *A* | κἀνδρικῶς] κἀνδρικῶς καὶ *M* ‖ v. **380. 381** unum versum efficiunt in *ΓΘ* sed signo : post κεχηνότος posito in *Γ* ‖ v. **380** chori notam praef. *Θ* | κεχηνότος expunx. V^2 κεχηνότως *M* ‖ vv. **382—388** in codicibus sic scripti sunt, ut singuli versus finiantur vocibus θερμότερα | πόλει | ἀναιδέστεροι | φαῦλον (φλαῦρον ὧδ' *Ald*) | στρόβει | ποίει | μέσος *VMAld* — πόλει | φαῦλον | ποίει | μέσος (sed mediis lineis spat. rel. post θερμότερα; ἀναιδέστεροι· στρόβει·) *R* — θερμότερα | ἀναιδέστεροι (spat. rel. post πόλει) | φαῦλον | στρόβει | μέσος *A* — θερμότερα | πόλει | ἀναιδέστεροι | φαῦλον· | στρόβει· | μέσος *ΓΘ* — θερμότερα· | ἀναιδέστεροι· | φαῦλον | ποίει | μέσος *P* ‖ v. **382** *ΧΟ.*] om. *Θ* | ἄρα] ἆρα *RP* | πυρός θ' ἕτερα] πυρὸς γ' ἕτερα Δ^2 *Ald* πυρὸς ἕτερα reliqui (καὶ πυρὸς ἕτερα *Su* v. ἦν ἄρα) | post θερμότερα] interrogat. sign. *R* ‖ v. **385** πρᾶγμ'] πρᾶγμα *AΓΘP* | ἦν ἄρ' οὐ] *RM* οὐκ ἄρ' ἦν ceteri (οὐκ ἦν *Ald*) γρ. καὶ οὕτως: καὶ τὸ πρᾶγμ' ἦν ἄρ' οὐ φαῦλον sup. lin. scr. Γ^2 | φαῦλον] φλαῦρον *Ald* | ὧδ‸ *Θ* lacunae

ἀλλ᾽ ἔπιθι καὶ στρόβει,
μηδὲν ὀλίγον ποίει. νῦν γὰρ ἔχεται μέσος·
ὡς ἐὰν νυνὶ μαλάξῃς αὐτὸν ἐν τῇ προσβολῇ,
δειλὸν εὑρήσεις· ἐγὼ γὰρ τοὺς τρόπους ἐπίσταμαι. 390
ΑΛΛ. ἀλλ᾽ ὅμως οὗτος τοιοῦτος ὢν ἅπαντα τὸν βίον,
κᾆτ᾽ ἀνὴρ ἔδοξεν εἶναι, τἀλλότριον ἀμῶν θέρος.
νῦν δὲ τοὺς στάχυς ἐκείνους, οὓς ἐκεῖθεν ἤγαγεν,
ἐν ξύλῳ δήσας ἀφαίνει κἀποδόσθαι βούλεται.

. . . .

. . . .

ΚΛ. οὐ δέδοιχ᾽ ὑμᾶς, ἕως ἂν ζῇ τὸ βουλευτήριον 395
καὶ τὸ τοῦ δήμου πρόσωπον μακκοᾷ καθήμενον.
ΧΟ. ὡς δὲ πρὸς πᾶν ἀναιδεύεται κοὐ μεθί-
στησι τοῦ χρώματος τοῦ παρεστηκότος.

ADNOTATIO CRITICA.

v. 387 μηδὲν ἐλαφρὸν Dindorfius in ed. Ox. μηδὲν ὢν ἀρτίως νῦν ἔλαττον ποίει Bambergius. — ποιοῦ Bergkius. — v. 393 νῦν τε fortasse scribendum esse coni. Velsenus. — v. 394 ἀφαίνει] Ribbeckius. — post v. 394 lacunam duorum tetrametrorum statui, quia respondent sex vv. 314—321. Minus apte post v. 390 duos versus excidisse putaverat Helbigius. — v. 398 κοὐ μεθέστηκε Hirschigius, κοὐ μεθίησι Herwerdenus.

SCRIPTURAE DISCREPANTIA.

signum appinx. Θ^2, sed in marg. nihil est adiectum ‖ v. **386** στρόβει] ο in ras. Θ^2 ‖ v. **387** ὀλίγον] ἔλαττον *RM* γρ. μηδὲν ἔλαττον ποίει schol. *VAld* γρ. καὶ ἔλαττον Γ^2 sup. lin. | ποίει] sic *RP* πόει reliqui ‖ v. **388** ἔχεται] ἔρχεται Θ^1 | μέσος] μῖσοσ Θ^1 ita legit etiam alter scholiasta ‖ v. **389** ὡς ἐὰν] ὡς ἂν *V* (ὡσὰν lemm. sch. *V*) *AΘAld* ὡς ἃ *P* | αὐτὸν] σαυτὸν *R* | ἐν τῇ om. *A* τῇ om. *Θ* ‖ v. **390** litterae ρησεις· in εὑρήσεις· in ras. *Θ* ‖ v. **391** *ΑΛΛ.*] om. *PM* ἀγοράκριτος *A* | οὗτος om. *A* ‖ v. **392** ἀμῶν] ἁμῶν *V* et lemm. sch. *VAld* ‖ v. **393** τοὺς στάχυς] $\overset{\text{οὓς}}{\text{τὰς}}$ στάχυς *Γ* ‖ v. **394** ἀφαίνει] ἀφανει *R* ἀφαύει reliqui (etiam *Su* v. ἀμώμενοι et ἀφαυανθήσομαι) ‖ v. **395** *ΚΛ.*] om. *M* | ὑμᾶς] litt. ὑ in ras. V^2 ‖ v. **396** μακκοᾷ] μακοᾶ *P* ‖ vv. **397—399** in codicibus sic scripti sunt, ut singuli versus finiantur vocibus: ἀναι- | μεθί- (μεθιστη- *V*) | χρώματος | παρεστηκότος *RVM* — ἀναιδεύεται | παρεστηκότος *AΓΘ* — μεθίστη- | παραστηκότος *P* — ἀναιδεύεται | χρώμα- | παρεστηκότος *Ald* ‖ v. **397** *ΧΟ.*] om. *M* ‖ v. **398** Θε/ ante κοὐ *A* ‖ v. **399** παρεστηκότος] παραστηκότος *P*

εἴ σε μὴ μισῶ, γενοίμην ἐν Κρατίνου κῴδιον,
καὶ διδασκοίμην προσᾴδειν Μορσίμου τραγῳδίᾳ.
ὦ περὶ πάντ' ἐπὶ πᾶσί τε πράγμασι
δωροδόκοισιν ἐπ' ἄνθεσιν ἵζων,
εἴθε φαύλως, ὥσπερ ηὗρες, ἐκβάλοις τὴν ἔνθεσιν.
ᾄσαιμι γὰρ τότ' ἂν μόνον·
„πῖνε πῖν' ἐπὶ συμφοραῖς·“
τὸν Ἰουλιέα τ' ἂν οἴομαι γέροντα πυροπίπην
ἡσθέντ' ἰηπαιωνίσαι καὶ Βακχέβακχον ᾆσαι.
ΚΛ. οὔ τοί μ' ὑπερβαλεῖσθ' ἀναιδείᾳ μὰ τὸν Ποσειδῶ,
ἢ μή ποτ' ἀγοραίου Διὸς σπλάγχνοισι παραγενοίμην.

ADNOTATIO CRITICA.

v. 400 *εἰ σὲ* Bergkium secutus Vels. in proecd. — *ἐν*] Lambertus Bos, et sic legit scholiasta. — *τῶν Κρατίνου* Kockius. — *κῳδίῳ* Vels. in proecd. — v. 401 *τραγῳδίᾳ*] Meinekius. — *ὑπᾴδειν Μορσιμοῦ τραγῳδίαν* Cobetus. *παρᾴδειν Μ. τραγῳδίαν* Bergkius. — v. 402 hunc in modum emendandum esse putavit Velsenus: *ὦ περὶ πάντα πανοῦργε σὺ πᾶσί τε* cl. scholiastae explicatione: *ὦ ἐπὶ πάσῃ προδοσίᾳ ἐξεταζόμενε καὶ κακίᾳ.* — v. 403 *δωροτόκοισιν* O. Schneiderus. — v. 404 *ηὗρες*] Meinekius. — v. 407 *Ἰουλιέα*] Schnitzerus. *Ἰουλιήτην τ' οἴομαι* et *ἡσθέντ' ἂν ἰηπαιωνίσαι* Vels. in proecd. ex Duckeri et Bothii emendatione. *τὸν Βουλίου* Meinekius. *τόν τ' Οὐλίου* Bothius. — *πυρροπίπην* Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **400** ante versum est nota pers. *θε/* *R V Γ P Ald* *θε*$\overset{\alpha}{\rho}$*/* *Θ* | *μὴ*] om. *A* | *ἐν*] *ἓν* codd. (*ἂν* Θ^1) | *ἓν προβάτου κώδιον* *Su* v. *κώδιον* | *κῴδιον*] *κόδιον* *P* ‖ v. **401** *τραγῳδίᾳ*] *τραγωιδια* *R* *τραγῳδίαν* reliqui (etiam *Su* v. *κώδιον* et *Μόρσιμος*) ‖ v. **402** ante versum est chori nota *R V A Γ Θ P Ald* | *περὶ πάντ'*] *περὶ πάντων·* *M* ‖ v. **404** *ηὗρες*] *εὗρες* codd. | *ἔνθεσιν*] *ιν* in ras. V^2 $\overset{\varepsilon}{\text{ἄ}}$*νθεσιν* *Θ* ‖ v. **405. 406** unum versum efficiunt *P Ald* ‖ v. **405** *τότ' ἂν*] *ἂν τότε* Suidae codd. *A E C* (v. *ὦ περὶ πάντ'*) ‖ v. **406** *πῖνε πῖν'*] sic *M Ald Su* (v. *ὦ περὶ πάντ'*) *πῖνε πῖνε* *R V* (et lemm. sch. *V*) *A Γ Θ* *πίνε πίν'* *P* ‖ v. **407** *Ἰουλιέα*] *ἰουλίου* codd. (et *Su* l. l.) litt. *ιου* in ras. *Θ* | *οἴομαι*] sic *Ald* *οἶμαι* codd. (et *Su* l. l.) | *πυροπίπην*] sic Θ^2 *P* *πυροπίτην* *R A* Γ^1 *πυροπίνην* Suidae codd. *A C* (v. *ὦ περὶ πάντ'* cf. Suidae glossam *πυροπίπας ὁ Κλέων*) *πυρροπίπην* *V* Γ^2 *Ald* Suidae codd. reliqui ut vid. *πυρροπίτην* Θ^1 ‖ .v. **408** *ἡσθέντ'*] *ἥσθέντ'* *Γ* (acc. supra *ε* a Γ^2) *ἡσθέντα* *Ald* | *ἰηπαιωνίσαι*] sic *R Su* (l. l.) *ἰὴ παιὼν* (*παιων* *M* *παιῶν'* *A Θ*) *ᾆσαι* ceteri libri mscr. *καὶ παιῶνα δὴ* *Ald*, sed schol. *Ald*: *γράφεται παιηωνίσαι. ἢ ἡσθέντ' ἰὴ παιὼν ᾆσαι* | *βακχέβακχον*] *βακχεύβακχον* *A* ‖ v. **409** *ΚΛ.*] om. *M* | *Ποσειδῶ*] *ποσειδὼ* V^1 *P* ‖ v. **410** *σπλάγχνοισι*] *σπλάγχνοισιν* *V*

ΑΛΛ. *ἔγωγε νὴ τοὺς κονδύλους, οὓς πολλὰ δὴ ’πὶ πολλοῖς*
ἠνεσχόμην ἐκ παιδίου, μαχαιρίδων τε πληγὰς
ὑπερβαλεῖσθαί σ’ οἴομαι τούτοισιν, ἢ μάτην γ’ ἂν
ἀπομαγδαλιὰς σιτούμενος τοσοῦτος ἐκτραφείην.
ΚΛ. *ἀπομαγδαλιὰς ὥσπερ κύων; ὦ παμπόνηρε, πῶς οὖν*
κυνὸς βορὰν σιτούμενος μαχεῖ σὺ Κυνοκεφάλλῳ;
ΑΛΛ. *καὶ νὴ Δί’ ἄλλα γ’ ἐστί μου κόβαλα παιδὸς ὄντος.*
ἐξηπάτων γὰρ τοὺς μαγείρους ἂν λέγων τοιαυτί·
σκέψασθε, παῖδες· οὐχ ὁρᾶθ’; ὥρα νέα, χελιδών.
οἱ δ’ ἔβλεπον, κἀγὼ ’ν τοσούτῳ τῶν κρεῶν ἔκλεπτον.
ΧΟ. *ὦ δεξιώτατον κρέας, σοφῶς γε προὐνοήσω·*
ὥσπερ ἀκαλήφας ἐσθίων πρὸ χελιδόνων ἔκλεπτες.

ADNOTATIO CRITICA.

v. 414 et 415 *ἀπομαγδαλιὰς*] Dindorfius. — v. 416 *μαχεῖ*] et *κυνοκεφάλλῳ*] Dindorfius. *κυνοκεφάλῳ μαχεῖ σύ* vel *μαχεῖ κυνοκεφάλῳ σύ* Meinekius. — v. 417 *νὴ τὸν Δί’ ἀλλά γ’ ἔστι* Bothius. *νὴ τὸν Δί’ ἀλλὰ κἀστί* Blaydesius. — v. 418 *μαγείρους ἂν*] Bernhardyus. *μαγείρους ποτὲ* Engerus. *μαγείρους τότε* Piccolomini. *μαγειρίσκους* Bergkius. — v. 421 *ὡς* delevit Bentleius.

SCRIPTURAE DISCREPANTIA.

v. **411** *ἔγωγε*] *ἐγὼ R* | *δὴ ’πὶ*] *δ’ ἠπι R δη ἐπὶ* V^1 *δ’ ἠπὶ* V^2 *δ’ ἠπὶ Γ δὴ πὶ M* | *πολλοῖς*] *τοῖς πολλοῖς R* ‖ v. **412** *παιδίου*] *RM παιδίων* reliqui | *μαχαιρίδων*] *R μαχαιριδίων* ceteri | *τε*] om. *ΑΘP* ‖ versum **414** om. *R* (citat *Su* v. *ἀπομαγδαλία*) ‖ v. **414** ante versum est *κλέ/ M* | *ἀπομαγδαλιὰς*] *ἀπομαγδαλίας Su* l. l. *ἀπομαγδαλιᾶς* V^1 *ἀπὸ μαγδαλιᾶς* $V^2 \Gamma \Theta^2$ *PMAld ἀπὸ μυγδαλιᾶς A ἀπὸ μιγδαλιᾶς* Θ^1 ‖ v. **415** *ΚΛ.*] om. *M* | *ἀπομαγδαλιὰς*] *ἀπομαγδαλιᾶις R ἀπομαγδαλιᾶς* V^1 *ἀπὸ μαγδαλιᾶς* $V^2 \Gamma \Theta^2$ *PMAld ἀπὸ μυγδαλιᾶς A ἀπὸ μιγδαλιᾶς* Θ^1 | *παμπόνηρε; VΓAld* ‖ v. **416** *βορὰν*] *βορρὰν A* | *μαχεῖ*] *μαχει V μάχει* ceteri (*μάχη* Γ^2) | *κυνοκεφάλλῳ*] *κυνοκεφάλῳ* libri (*κεφάλω A*) *κυνοκέφαλος· ὁ Κλέων κ. τ. λ. Su* ‖ v. **417** *ΑΛΛ.*] om. *M* | *καὶ νὴ Δί’*] *νὴ τὸν δί’ R* | *ἄλλα γ’ ἐστί*] *PAld αλλά γ’ ἐστί R ἄλλο γ’ ἐστί* V^1 *ἄλλά γ’ ἐστί* V^2 *ἀλλά γ’ ἐστι A ἀλλά γ’ ἔστι Γ ἄλλ’ ἄγ’ ἔστι Θ ἄλλα γ’ ἔστι M* | *μου*] *μοι* $V \Gamma^2 \Theta^2$ ‖ v. **418** *ἂν*] om. codd. (et *Su* v. *νέα χελιδών*) | *λέγων*] *ἐπιλέγων* Δ^2 *Ald* ‖ v. **419** *σκέψασθε*] *σκέψεσθε Su* l. l. | *ὁρᾶθ’; ὥρα*] *ὁρᾶτ’ ἆρα Su* ibid. | *χελιδών*] *χεδών· R* ‖ v. **420** *οἱ δ’*] *οἳ δ’ RVSu οἵ δ’ ΑΘM οἷ δ’ Γ* | *κἀγὼ ’ν*] *κἀγὼν R κ’αγώ ’ν* V^2 *κἀγὼ ν’* (in ras. a m. 2 *ν’*) *Γ κἀγὼ ἐν ΑΘ κἀγὼ* omisso *’ν MSu* (l. l.) | *τοσούτῳ*] *τοσούτων* (cod. *A*) vel *τοσοῦτον* (cod. *V*) *Su* ‖ v. **421** *σοφῶς*] *ὡς σοφῶς* codd. ‖ v. **422** *ἔκλεπτες*] *ἔκλεπτον M*

ΑΛΛ. καὶ ταῦτα δρῶν ἐλάνθανόν γ’· εἰ δ’ οὖν ἴδοι τις αὐτῶν,
ἀποκρυπτόμενος εἰς τὰ κοχώνα τοὺς θεοὺς ἀπώμνυν·
ὥστ’ εἶπ’ ἀνὴρ τῶν ῥητόρων ἰδών με τοῦτο δρῶντα·
οὐκ ἔσθ’ ὅπως ὁ παῖς ὅδ’ οὐ τὸν δῆμον ἐπιτροπεύσει.
ΧΟ. εὖ γε ξυνέβαλεν αὔτ’· ἀτὰρ δῆλόν γ’ ἀφ’ οὗ ξυνέγνω·
ὁτιὴ ’πιώρκεις θ’ ἡρπακὼς καὶ κρέας ὁ πρωκτὸς εἶχεν.
ΚΛ. ἐγώ σε παύσω τοῦ θράσους, οἶμαι δὲ μᾶλλον ἄμφω.
ἔξειμι γάρ σοι λαμπρὸς ἤδη καὶ μέγας καθιείς,
ὁμοῦ ταράττων τήν τε γῆν καὶ τὴν θάλατταν εἰκῇ.
ΑΛΛ. ἐγὼ δὲ συστείλας γε τοὺς ἀλλᾶντας εἶτ’ ἀφήσω
κατὰ κῦμ’ ἐμαυτὸν οὔριον, κλάειν σε μακρὰ κελεύσας.
ΔΗ. κἄγωγ’, ἐάν τι παραχαλᾷ, τὴν ἀντλίαν φυλάξω.
ΚΛ. οὔ τοι μὰ τὴν Δήμητρα καταπροίξει τάλαντα πολλὰ

ADNOTATIO CRITICA.

v. 423 γ’] Triclinii ut videtur coniectura est. ἐλάνθανον τότ’, εἰ δ’ ἴδοι τις tentavit Velsenus, et recte quidem delevit οὖν, sed τότε non convenit cum tempore imperfecto; fort. ἐλάνθανον μέν vel γ’ ἄν, εἰ δ’ ἴδοι (ἐλάνθανον ἄν coniecerat Lentingius). — v. 424 τὼ κοχώνα e Dobraei sententia Vels. in proecd. — ἀπώμνυν] Bentleius. — v. 428 ’πιώρκεις ἡρπακὼς Vels. in proecd. — τὸ κρέας θ’ Bergkium secutus Vels. in proecd. καὶ τὸ κρέας εἶχ’ ὁ πρωκτός Meinekius. ὁτιὴ ’πιώρκεις ἡρπακώς, τὸ κρέας δ’ ὁ πρωκτὸς εἶχεν Kockius. Nihil mutandum esse docta disputatione evicit Vahlenus Herm. XXVI p. 168.

SCRIPTURAE DISCREPANTIA.

v. **423** *ΑΛΛ.*] om. *M* | ἐλάνθανόν γ’] sic *Δ*^{2} *Ald* ἐλάνθανον *R V Α Γ Θ Ρ M* | ἴδοι] εἴδοι *M* ‖ v. **424** τὰ κοχώνα] sic *Γ P* τὰ κόχωνα *R V* (τὰ κό in ras. a *V*^{2}) et lemm. sch. *V Α Θ Ald* τὸν κόχωνα *M* | ἀπώμνυν] ἀπώμνυον codd. (ἀπώμφυον *P*) ‖ v. **425** ὥστ’] ὡς *R* ‖ v. **426** ὅδ’] ὅδε *M* ἴδ’ *P* | ἐπιτροπεύσει] ἐπιτροπεύει *Γ Θ*^{1} ‖ v. **427** *ΧΟ.*] om. *M* | γ’ om. *M* | ξυνέγνω] συνέγνω *R V* ‖ v. **428** ’πιώρκεις] ’πιόρκεις *A Ald* | θ’ ἡρπακὼς] θ’ om. *R M* τ super θ scr. *Γ*^{2} τ’ ηρπακὼς *V*^{1} θ’ εἰρπακὼς, *P* | καὶ κρέας ὁ] καὶ τὸ κρέας ὁ *R M* | εἶχεν] εἶχε *A* ἔφη lemm. sch. *V* ‖ v. **431** θάλατταν] θάλασσαν *R* | εἰκῇ] εἰκῆ *R Γ* ‖ v. **432** ἀλλᾶντας] ἀλλάντας *R V Γ P M* ἄλλαντας *Θ* ‖ v. **433** κλάειν] κλαίειν *R* | σε] σέ *P* τὲ *A* τε *Θ* | μακρὰ] πολλὰ *R* | κελεύσας] *R* κελεύων ceteri (etiam lemm. sch. *V*) ‖ v. **434** *ΔΗ.*] om. *M* | κἄγωγ’ ἐάν τι] sic *Ald* κἄγωγε ἄντι corr. in κἄγωγ’ ἄντι *R* κἄγωγ’ ἄν τι *V* (et lemm. sch. *V*) *Α Γ M* κἀγώγ’ ἄν τι *Θ* κἀγὼγ’ ἄν τι *P* | τὴν] τί, *R* ‖ v. **435** *ΚΛ.*] om. *M* | Δήμητρα] δήμητραν *M* | καταπροίξει] καταπρόϊξει *A* καταπροΐξει *Ald* καταπροΐξηι *R V*^{2} καταπροΐξῃ lemm. sch. *V* καταπροίξῃ *V*^{1} *Γ*^{2} *P Su* καταπροίξε$\overset{η}{ι}$ *M* | τάλαντα πολλὰ] litterae αντα πολλὰ in ras. *V*^{2} ταλλάντα πολύ· *P*

κλέψας Ἀθηναίων. ΧΟ. ἄθρει, καὶ τοῦ ποδὸς παρίει·
ὡς οὗτος ἤδη καικίας καὶ συκοφαντίας πνεῖ.
ΑΛΛ. σὲ δ' ἐκ Ποτειδαίας ἔχοντ' εὖ οἶδα δέκα τάλαντα.
ΚΛ. τί δῆτα; βούλει τῶν ταλάντων ἓν λαβὼν σιωπᾶν;
ΧΟ. ἁνὴρ ἂν ἡδέως λάβοι. τοὺς τερθρίους παρίει· 440
τὸ πνεῦμ' ἔλαττον γίγνεται.
ΚΛ. φεύξει γραφὰς . . . .

ADNOTATIO CRITICA.

v. 437 *ἢ συκοφαντίας* Vels. in proecd. — v. 438 *Ποτειδαίας*] Thierschius. — v. 438. 439. Personarum vices restituit Kusterus. Vels. in proecd. vm. 438 Cleoni, vm. 439 Demostheni dederat, haec adnotans: „versu 435 Cleon alloquitur Demosthenem et versu 439 chorum". — v. 440 *ἁνὴρ*] Dindorfius. — v. 442 aliquid excidisse primus vidit Dindorfius. *φεύξει γραφὰς σὺ δειλίας ἑκ.* Meinekius, *λιποταξίου φεύξει γρα-*

SCRIPTURAE DISCREPANTIA.

v. **436** *ΧΟ.*] allantopolae notam exhibent *RVΓΘ* spat. vac. *M* ‖ v. **437** *ὡς*] spir. a man. 2 et ras. supra *ς* *V* | *ἤδη*] *ἤτοι* *R* | *καικίας*] *Γ* *κακίας* ceteri (*γρ. καὶ κίας* superscr. Θ^2) | *καὶ*] *ἢ* *R* ‖ v. **438** *ΑΛΛ.*] Cleonis nota in codd. (pers. not. om. *M*) | *σὲ δ'*] *σὲ τ'* V^1 *σέ τ'* V^2*ΓΘP* | *Ποτειδαίας*] *ποτιδαίας* codd. ‖ v. **439** *ΚΛ.*] allantopolae nota in codd. (pers. not. om. *M*) ‖ v. **440** *ΧΟ.*] om. *P* | *ἁνὴρ*] *ἀνὴρ* codd. | *λάβοι*] ex *λάθοι* corr. *R* *λάβη* *A* | *τοὺς*] *τούς* *V*Θ^2 | *τερθρίους*] sic *RM* *τεθρίους* *VAΓΘP* *τε θρίους* *Ald* *θρίους* lemm. sch. *V* ‖ versuum **441—456** discriptionem eam exhibui quae est in *Ald* (nisi quod in hac verba *φεύξει γραφὰς ἑκατονταλάντους τέτταρας* unum versum efficiunt, signo *ὑφέν* subter *ἑκατονταλ.* posito). Eadem fere est in codd. *ΑΓΘ*, nisi quod v. 442 finitur voce *ἑκατον*, v. 448 *τῶν δορυφόρων* separatus versus est, et v. 454. 455 *γάστριζε — κόλοις* unum versum efficiunt; vv. 442—449 in *A* sic scripti sunt, ut bini versus singulis lineis contineantur. In ceteris codicibus versuum discriptio ea est, ut singuli versus finiantur vocibus: *γραφὰς* (sed. spat. vac. ante *φεύξει*) | *τέτταρας* | *χιλίας* | *θεοῦ* | *δορυφόρων* | *Ἱππίου* | *πανοῦργος εἶ* | *ἰού* | *ἀνδρικώτα καὶ* | *κόλοις* | *ἄνδρα* *R* — *γίνεται* | *ἑκατὸν* | *τεττάρας* | *εἴκοσιν* | *χιλίας* | *φη-* | *θεοῦ* | *σου* | *δορυφόρων* | *Ἱππίου* | *κόβ. εἶ* | *πανοῦργ. εἶ* | *ἀνδρικῶς* | *ἰού* | *ξυνωμόται* | *ἀνδρ. καὶ* | *ἐντέροις* | *κόλοις* | *ἄνδρα* *V* — *γίνεται* | *τέτταρας* | *χιλίας* | *θεοῦ* | *δορυφόρων* | *Ἱππίου* | *πανοῦργ. εἶ* | *ξυνωμόται* | *ἀνδρ. καὶ* | *κόλοις* | *ἄνδρα* *P* — *γίνεται* | *ἑκατόν* | *τέτταρας* | *εἴκοσιν* | *χιλίας* | *φη-* | *θεοῦ* | *σου* | *δορυφόρων* | *φράσον* | *Ἱππίου* | *κοβ. εἶ* | *ἀνδρικῶς* | *ἰοὺ* | *ξυνωμόται* | *ἀνδρικώτατα* | *ἐντέροις* | *κόλοις* | *ἄνδρα* *M* ‖ v. **441** allantopolae notam praef. *ΓΘ Ald* ras. del. *V* | *γίγνεται*] *γίνεται* *RVPM* ‖ v. **442** *ΚΛ.*] om. *M* om. spat. relicto *R* | *ἑκατονταλάντους*] *ἑκατὸν ταλάντας* (*ἑ* ex *ἐ* et *ας* ex *ον* corr.

ἑκατονταλάντους τέτταρας.
ΑΛΛ. σὺ δ' ἀστρατείας εἴκοσιν,
κλοπῆς δὲ πλεῖν ἢ χιλίας.
ΚΛ. ἐκ τῶν ἀλιτηρίων σέ φη-
μι γεγονέναι τῶν τῆς θεοῦ.
ΑΛΛ. τὸν πάππον εἶναί φημί σου
τῶν δορυφόρων — ΚΛ. ποίων, φράσον.
ΑΛΛ. τῶν Βυρσίνης τῆς Ἱππίου.
ΚΛ. κόβαλος εἶ. ΑΛΛ. πανοῦργος εἶ.
ΧΟ. παῖ' ἀνδρικῶς. ΚΛ. ἰοὺ ἰού,
τύπτουσί μ' οἱ ξυνωμόται.
ΔΗ. παῖ' αὐτὸν ἀνδρειότατα, καὶ
γάστριζε καὶ τοῖς ἐντέροις
καὶ τοῖς κόλοις,
χὤπως κολᾷ τὸν ἄνδρα.
ΧΟ. ὦ γεννικώτατον κρέας ψυχήν τ' ἄριστε πάντων,

ADNOTATIO CRITICA.

φὰς ἐκ. Kockius, sed neutra actio fuit τιμητή. Rectius igitur fortasse Goettlingius φεύξει γραφὰς δωροδοκίας, quamquam· ne de hac quidem actione constat. Sed mihi corruptum videtur ἑκατονταλάντους. Exempli caussa sic locum constituerim: φεύξει γραφὰς δωροδοκίας Τρεῖς, δειλίας τε τέτταρας. — v. 448 δορυφόρων —] Kockius. — v. 453 sqq. Demostheni dedit Velsenus. — v. 453 ἀνδρειότατα] Dindorfius. ἀνδρικώτατ' αὖ Reisigius, ἀνδρικώτατ', εὖ Elmsleius. — v. 454 γάστριζε τοῖσιν Brunckius. — v. 456 ὅπως e Kayseri coniectura scripserat Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

m. 2) *V* ἑκατόν· ταλάντους *AM* ἑκατον—ταλάντους accentu supra τον eraso et lineola addita a man. 2 *Θ* ‖ v. **443** ΑΛΛ.] om. *M* κλε/ *R* | ἀστρατείας] ἀστρατίας *RPM* ἀστρατείας γ' *VAΓΘAld* | εἴκοσιν] εικοσι *AΓΘPAld* ‖ v. **444** πλεῖν] πλεῖον *A*Θ^1 πλέον Γ^1 ‖ v. **445** ΚΛ.] om. *M* ἀλλ$^{\tau}$ *R* ‖ v. **447** ΑΛΛ.] om. *M* κλε/ *R* ‖ v. **448** ΚΛ.] — *M* αλλ$^{\tau}$ *R* ‖ v. **449** ΑΛΛ.] — *M* om. spat. rel. *A* κλε/ *R* | τῶν] τὸν *R* ‖ v. **450** ΚΛ.] — *M* om. *A* αλλ$^{\tau}$ *R* | ΑΛΛ.] — *M* om. spat. rel. *A* κλε/ *R* ‖ v. **451** ἰοὺ ἰού] ἰοῦ ἴου V^1 ἰού ἰού V^2 ἰού· ἰού· *M* ἰοὺ ἰοὺ *AΘP* ‖ v. **452** τύπτουσί μ'] τύπτουσίν μ' *M* ‖ v. **453** ΔΗ.] om. *VM* chori nota in *RAΓΘPAld* | ἀνδρειότατα] ἀνδρικώτατα libri (ἀνδρικώτα *R*) | καὶ] om. *MAld* ‖ v. **454** γάστριζε] γαστρί γε *R* ‖ v. **455** κόλοις] κώλοις *A*$\Gamma^1\Theta$ $\overset{\omega}{κό}$λοις *P* ‖ v. **456** κολᾷ] κολλᾷ *M* ‖ v. **457** ΧΟ.] om. *VΓΘP* | γεννικώτατον] γε$\overset{\nu}{ν}$ικώτατον *R* γενικώτατον *A*$\Gamma^1\Theta$*P* | ἄριστε] ἄριστον *P*

καὶ τῇ πόλει σωτὴρ φανεὶς ἡμῖν τε τοῖς πολίταις,
ὡς εὖ τὸν ἄνδρα ποικίλως θ' ὑπῆλθες ἐν λόγοισιν.
πῶς ἄν σ' ἐπαινέσαιμεν οὕτως ὥσπερ ἡδόμεσθα; 460
ΚΛ. ταυτὶ μὰ τὴν Δήμητρά μ' οὐκ ἐλάνθανεν
τεκταινόμενα τὰ πράγματ', ἀλλ' ἠπιστάμην
γομφούμεν' αὐτὰ πάντα καὶ κολλώμενα. 463
ΑΛΛ. οὔκουν μ' ἐν Ἄργει γ' οἷα πράττει λανθάνει. 465
πρόφασιν μὲν Ἀργείους φίλους ἡμῖν ποιεῖ·
ἰδίᾳ δ' ἐκεῖ Λακεδαιμονίοις ξυγγίγνεται. 467
ΧΟ. οἴμοι, σὺ δ' οὐδὲν ἐξ ἁμαξουργοῦ λέγεις; 464
ΑΛΛ. καὶ ταῦτ' ἐφ' οἷσίν ἐστι συμφυσώμενα
ἐγῷδ'· ἐπὶ γὰρ τοῖς δεδεμένοις χαλκεύεται.
ΧΟ. εὖ γ' εὖ γε, χάλκευ' ἀντὶ τῶν κολλωμένων. 470
ΑΛΛ. καὶ ξυγκροτοῦσιν ἄνδρες αὔτ' ἐκεῖθεν αὖ,

ADNOTATIO CRITICA.

v. 464 post 467 transposuit G. Hermanns. — v. 465 *ἐν Ἀργείοις ᾶ* Porsonus probabiliter (*ἐν Ἄργει μ' οἷα* idem). — *πράττει*] Brunckius.

SCRIPTURAE DISCREPANTIA.

v. **458** *σωτὴρ*] om. *R* ‖ v. **459** *θ' ὑπῆλθες*] *τ' ἐπῆλθες R* | *λόγοισιν*] *VΓ*^{2} *λόγοισι* reliqui ‖ v. **460** *ἐπαινέσαιμεν*] *ἐπαινέσωμεν VΓ*^{2} | *ἡδόμεσθα*] *R ἡδόμεθα* ceteri ‖ v. **461** *Δήμητρά μ'*] *δήμητράν μ' AM* | *ἐλάνθανεν*] *RΓΘ ἐλάνθανε* ceteri ‖ v. **462** *τεκταινόμενα*] *τεκτενόμενα P* | *πράγματ'*] *πράγματα ΓP πρᾶγματα V* | *ἠπιστάμην*] *ἐπιστάμην A* ‖ v. **463** *γομφούμεν' αὐτὰ πάντα*] *RM γομφούμενα τὰ πάντα* ceteri (*γομφούμενά γε τὰ πάντα Ald*) ‖ v. **465** *οὔκουν*] *οὐκοῦν R* | *μ' ἐν*] *μὲν RA* | *γ'*] *R* om. ceteri | *πράττει*] *πράτ-*
μῶν
τεις codd. ‖ v. **466** *ἡμῖν*] *ῖ* in ras. *V*^{2} *ἡμῖν M* | *ἡμῖν ἀργείους φίλους ποιεῖ P* | *ποιεῖ*] *ποεῖ RVAΓ*^{2}*Θ*^{2}*M* ‖ v. **467** *ξυγγίγνεται*] *ξυγγίνεται* codd. (*συγγίνεται M*) ‖ versum **464** om. *AΘ*^{1}, post v. 463 ponunt *RVPMAld*, post v. 471 *Γ* (qui tamen litteris superscriptis significavit, eum post v. 463 inserendum esse), post v. 471 interl. adi. *Θ*^{2} ‖ v. **464** *ἁμαξουργοῦ*] *αμαξουργοῦ RΓ ἀμαξουργοῦ P ἁμαξαργοῦ Θ* ‖ v. **468** *ΑΛΛ.*] om. codd. | *συμφυσώμενα*] *συμφυσώμεθα R συμφυσσώμενα M* ‖ v. **469** *ἐγῷδ'*] *ἐγῶιδ' RV*^{1} *ἐγὼ δ' V*^{2}*P ἐγώ δ' Γ*^{1}*Θ*^{1} *ἐγ' ῷδ' Γ*^{2}*Θ*^{2}*Ald ἔγ' ὦδ' M* ‖ v. **470** *ΧΟ.*] om. *P* | *εὖγ' εὖγε*] *εὖ γ' εὐ γ' V* (*εὖγ' ευγ'* lemm. sch. *V*) *εὖ γε εὖ γε P εὖ εὖ γε A* | *χάλκευ'*] *ἐχάλκευ' V χάλκευ'* ex *χάλκευε* corr. *R* ‖ v. **471** *ΑΛΛ.*] om. *RAM* | *ξυγκροτοῦσιν*] *συγκροτοῦσιν RAΘ σὺγκροτοῦσιν Γ* ‖ (versum 471 post v. 474 repetit *M*, hac v. l.: *συγκροτοῦσιν*)

καὶ ταῦτά μ' οὔτ' ἀργύριον οὔτε χρυσίον
διδοὺς ἀναπείσεις, οὔτε προσπέμπων φίλους,
ὅπως ἐγὼ ταῦτ' οὐκ Ἀθηναίοις φράσω.
ΚΛ. ἐγὼ μὲν οὖν αὐτίκα μάλ' εἰς βουλὴν ἰὼν
ὑμῶν ἁπάντων τὰς ξυνωμοσίας ἐρῶ,
καὶ τὰς ξυνόδους τὰς νυκτερινὰς ἐν τῇ πόλει,
καὶ πάνθ' ἃ Μήδοις καὶ βασιλεῖ ξυνόμνυτε,
καὶ τὰκ Βοιωτῶν ταῦτα συντυρούμενα.
ΑΛΛ. πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
ΚΛ. ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.

ΧΟ. ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις,
νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω ποτὲ
εἰς τὰ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις.
θεύσει γὰρ ᾄξας εἰς τὸ βουλευτήριον,
ὡς οὗτος εἰσπεσὼν ἐκεῖσε διαβαλεῖ
ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.

ADNOTATIO CRITICA.

v. 477 *τὰς ἐν πόλει* Cobetus. *τὰς ἐπὶ πόλει* Meinekius. — vm. 480 Demostheni dederat Vels. in proecd., sententiam enim eandem esse, quae est versui 439 i. e. quantum tibi solvam ut taceas. — *οὖν Βοιωτοῖς* Vels. in proecd. — v. 481 „fortasse scribendum: *ἐγὼ σὲ*“ Vels. — v. 482 *τίνα γνώμην* Vels. in proecd. — v. 483 *γε δείξεις*] Cobetus. — *ἀπεκρύψω τότε* Vels. in proecd. „Sed ita scribendum fuisset *ἀπεκρύπτου τότε.*“ Blaydesius. — v. 484 *τὼ κοχώνα* Meinekium secutus Vels. in proecd. — v. 486 *ἐκεῖ σὲ διαβαλεῖ ἡμᾶς θ' ἅπαντας* Vels. in proecd. — v. 487 *κράγον*] Meinekius.

SCRIPTURAE DISCREPANTIA.

v. **472** allantopolae notam praef. *Θ* ‖ v. **473** *προσπέμπων*] *προπεμπων R προπέμπων M πρὸσ πεσὼν V γρ. καὶ προσπεσὼν* Γ^2 supra lin. ‖ v. **475** *οὖν* om. *P* ‖ v. **476** *ἁπάντων*] *πάντων P* ‖ v. **477** *ἐν τῇ*] *RA ἐπὶ τῇ* ceteri ‖ v. **478** *Μήδοις*] *μέδοις P* | *ξυνόμνυτε*] *συνόμνυτε* R^2 *ξυνώμνυτε* $A\Gamma^1\Theta^1$ ‖ v. **479** *συντυρούμενα*] *συντηρούμενα PM* sch. *V ξυντυρούμενα* $A\Gamma^1\Theta$ ‖ v. **480** *ὤνιος*] *ὄνιος P* ‖ v. **481** *παραστορῶ*] *παριστορῶ M* ‖ v. **482** *ψυχὴν*] *γνώμην R* ‖ v. **483** *γε δείξεις*] *διδάξεις* libri | *ποτὲ*] *R τότε* reliqui ‖ v. **484** *εἰς*] *ἐς RVAΓΘAld ἐς* ex *εἰς* corr. *M* | *τὰ κοχώνα*] *τὰ κόχωνα R τὰς κοχώνας* (*κοχῶνας V*) ceteri | *λέγεις*] *λέγει RP* ‖ v. **485** *θεύσει*] *θύσει P θεύξει* V^1 | *ᾄξας*] *ἄξας RVP ἄιξας* lemm. schol. *V ἀΐξας A* | *εἰς*] *ἐς Ald* ‖ v. **486** *οὗτος*] *οὕτως* Γ^1 | *εἰσπεσὼν*] *R ἐμπεσὼν* ceteri ‖ v. **487** *καὶ κράγον*] *κεκραγὸν R κεκραγὼς M καὶ κραγὸν* $V\Gamma\Theta^2PAld$ *καὶ κραγὼν* $A\Theta^1$

ΑΛΛ. ἀλλ' εἶμι· πρῶτον δ', ὡς ἔχω, τὰς κοιλίας
καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
ΔΗ. ἔχε νυν, ἄλειψον τὸν τράχηλον τουτῳί,
ἵν' ἐξολισθάνειν δύνῃ τὰς διαβολάς.
ΑΛΛ. ἀλλ' εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
ΔΗ. ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί. *ΑΛΛ.* τί δαί;
ΔΗ. ἵν' ἄμεινον, ὦ τᾶν, ἐσκοροδισμένος μάχῃ.
καὶ σπεῦδε ταχέως. *ΑΛΛ.* ταῦτα δρῶ. *ΔΗ.* μέμνησό νυν
δάκνειν, διαβάλλειν, τοὺς λόφους κατεσθίειν,
χὤπως τὰ κάλλαι' ἀποφαγὼν ἥξεις πάλιν.
ΧΟ. Ἀλλ' ἴθι χαίρων, καὶ πράξειας
κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι
Ζεὺς ἀγοραῖος· καὶ νικήσας
αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς

ADNOTATIO CRITICA.

v. 488 ἃς ἔχω τὰς κοιλίας O. Schneiderus. — in versibus 490—497, quae in codicibus choro tribuuntur, danda esse Demostheni vidit Engerus. — v. 495 νυν] Brunckius. — v. 496 παρεσθίειν Meinekii coniecturam (qui etiam ἀπεσθίειν proposuit) receperat Vels. in proecd. καταβάλλειν et διεσθίειν Reifferscheidius.

SCRIPTURAE DISCREPANTIA.

v. **489** ἐνθαδὶ] ex ἐνθαδὴ corr. *V* | καταθήσομαι] κατασθήσομαι *P* ‖ v. **490** *ΔΗ.*] chori nota in codd. | νυν] *Ald* νῦν codd. | τουτῳί] τουτονί Θ^1 τουτονὶ *A* ‖ v. **491** ἐξολισθάνειν] *R V* ἐξολισθαίνειν reliqui ‖ v. **492** ταυταγί] sic *R* ταῦτὰ γε *A* ταῦτάγε *ΓΘPAld* ταῦτα γε *M* ταῦτα γε ras. sup. alterum τα et sup. ε *V* ‖ v. **493** *ΔΗ.*] chori nota in codd. | νυν] *Ald* νῦν codd. | ἐπέγκαψον] ἐπέγκαμψον *RM* | *ΑΛΛ.*] om. spat. rel. *M* ‖ v. **494** *ΔΗ.*] — *M* chori nota in *RVAΓΘPAld* | ἄμεινον] ἄμυνον *M* | τᾶν] τ' ἂν *R* τὰν *V* | ἐσκοροδισμένος] ἐσκορδισμένος ex ἐσκορδίσμενος corr. *R* ‖ v. **495** *ΑΛΛ.*] om. *M* | *ΔΗ.*] om. *M* chori nota in *RVAΓΘPAld* | νυν] νῦν codd. (et *Ald*) ‖ v. **496** διαβάλλειν] καταβάλλειν *Θ* καταβάλλει $A\Gamma^1$ ‖ v. **497** χὤπως] ὅπως *A* | τὰ κάλλαι'] τὰ* καλλας' *Θ* τὰ καλλ' *P* | ἀποφαγὼν] ἀποφυγὼν Γ^1 ‖ v. **498—503** in *P* tres versus efficiunt, finitos vocibus φυλάττοι | ἡμᾶς | νοῦν ‖ v. **498** *ΧΟ.*] sic *AP* om. *VM* κομμάτιον *R* κόμ$\overset{\alpha}{\mu}$ χοροῦ *Γ* κομμάτιον τοῦ χοροῦ *Θ* *Χο.* et *ΚΟΜΜΆΤΙΟΝ Ald* ‖ v. **501. 502** in *RM* tres versus sunt, sic: αὖθις ἐκεῖθεν | πάλιν — ἔλθοις | στεφ. κατάπαστος ‖ v. **501** ὡς ἡμᾶς] ὡς ἐφ' ἡμᾶς *M*

ἔλθοις στεφάνοις κατάπαστος.
ὑμεῖς δ' ἡμῶν προσέχετε τὸν νοῦν
τοῖς ἀναπαίστοις,
ὦ παντοίας ἤδη Μούσης 505
πειραθέντες † καθ' ἑαυτούς.
εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς
ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι,
οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δ' ἄξιός ἐσθ' ὁ ποιητής,
ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ, τολμᾷ τε λέγειν τὰ δίκαια, 510
καὶ γενναίως πρὸς τὸν Τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας,
καὶ βασανίζειν, πῶς οὐχὶ πάλαι χορὸν αἰτοίη καθ' ἑαυτόν,
ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου. φησὶ γὰρ ἀνὴρ
οὐχ ὑπ' ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων 515

ADNOTATIO CRITICA.

v. 503 *ἡμῶν*] Brunckius. — *ὑμεῖς δ' ἡμῖν πρόσχετε τὸν νοῦν χαίροντες τοῖς ἀν.* Vels. in proecd., Meinekium secutus. *ὑμεῖς δ' ἡμῖν πρόσχετε τ. ν. καὶ τοῖς ἡμῶν ἀναπαίστοις* G. Hermannus. *ὑμεῖς δὲ τέως πρόσχετε τὸν νοῦν τοῖς ἡμετέροις ἀ.* Hirschigius. *ὑμεῖς δ' ἡμῖν πρόσσχετε τὸν νοῦν νυνὶ καὶ τοῖς ἀ.* Blaydesius. — v. 505. 506 ut spurios Hermanno auctore seclusit Vels. in proecd. — *καθ' ἑαυτούς*] procul dubio corruptum. *καθ' ἑορτὰς* coni. Deventer. — v. 507 alludi ad antiquioris cuiusdam poetae comoediam, in qua et ipsa Equites agebant chori partes, et hoc versu et v. 589 putat Velsenus. — v. 513 *πῶς*] Bentleius. — v. 514 *ἀνὴρ*] Dindorfius.

SCRIPTURAE DISCREPANTIA.

versus **503—506** in codd. sic scripti sunt, ut singuli versus finiantur vocibus: *νοῦν* | *ἀναπαίστοις* | *μούσης* | *ἑαυτούς RM* — *νοῦν* | *παντοίας* | *μούσης* | *ἑαυτούς V* — *νοῦν* | *παντοίας* | *ἑαυτούς AΓΘPAld* ‖ v. **502** *ἔλθοις*] *ἥξεις Su* (v. *κατάπαστος* ‖ v. **503** *ἡμῶν*] *ἡμῖν* codd. ‖ v. **504** *τοῖς ἀναπαίστοις*] *καὶ τοῖς ἀναπαίστοις AΓΘ* ‖ vv. **505. 506** citat *Su* v. *παντοίας* ‖ v. **507** ante versum est *παράβασις RΓ*Θ^2*PAld* $\overset{\delta}{\chi}$ *A* | *ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς* om. *R* spatio vacuo rel. | *κωμῳδοδιδάσκαλος*] *οδι* in ras. Γ^2 *κωμωδιοδιδάσκαλος A κωμωδιοδάσκαλος* Θ^1 *κωμοδιδάσκαλος P* ‖ v. **508** *ἠνάγκαζεν*] *ἠνάγκασεν R ἠνάγκασε M* | *λέξοντας ἔπη πρὸς τὸ*] sic *RM ἔπη λέξοντας* (*ἐπιλέξοντας P* lemm. schol. *V*) *ἐς τὸ VAΓΘP ἔπη λέξοντάς γ' ἐς τὸ Ald* ‖ v. **509** *ἔτυχεν*] *Γ ἔτυχε* ceteri ‖ v. **510** *ἡμῖν*] *ὑμῖν M* ‖ v. **511** *Τυφῶ*] *τυφὼ A*Θ^2 | *χωρεῖ*] *χωρεῖν AΓΘ* ‖ v. **512** *φησιν*] *φησι AΘPM φησὶ Ald* | *αὐτῷ*] *αὐτῶ A* ‖ v. **513** *πῶς*] *ὡς* codd. | *οὐχὶ*] *οὐ* Θ^1 | *καθ' ἑαυτόν*] *καθεατόν R* ‖ v. **514** *ἐκέλευε*] *ἐκέλευσε VA*Γ^2*ΘPAld* | *φράσαι*] *φράζειν V*Γ^2 | *φησὶ*] *φησιν R* | *ἀνὴρ*] *ἀνὴρ* codd.

κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων·
πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι·
ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας,
καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας·
τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις,
ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα·
πάσας δ᾽ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων
καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις
οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν, ἐπὶ γήρως, οὐ γὰρ ἐφ᾽ ἥβης,
ἐξεβλήθη, πρεσβύτης ὢν ὅτι τοῦ σκώπτειν ἀπελείφθη·
εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ βρύσας ποτ᾽ ἐπαίνῳ
διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων
ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους·
ᾆσαι δ᾽ οὐκ ἦν ἐν συμποσίῳ πλὴν „Δωροῖ συκοπέδιλε“,

ADNOTATIO CRITICA.

v. 524 ἐξήρκεσε πρεσβύτης ὢν κτλ. eiectis verbis ἀλλὰ τελευτῶν — ἐξεβλήθη G. Hermannus. — v. 525 virgulam post ἐξεβλήθη posuit Engerus. — v. 526 βρύσας] R. Arnoldtius et O. Schneiderus. βρίσας Kayserus. πνεύσας Piccolomini. ῥέψας Fritzschius. πρέψας Kockius. πολλῷ πολλῶν ἐπ᾽ ἐπαίνῳ vel πολλῷ ᾽φ᾽ ὑμῶν ποτ᾽ ἐπαίνῳ G. Hermannus. πολλῷ λάβρος ποτ᾽ ἐπαίνῳ Hultzschius. ὃς ῥεύματι πολλῷ ποτ᾽ ἀείνως Meinekius. ὃς πολλῷ ῥῷ τῶν ἐπινοιῶν Herwerdenus. — v. 527 διὰ τῶν φελλέων πεδίονδ᾽ ἔρρει Bergkius. — ἐφάλων πεδίων et κἀκ τῆς στάσεως O. Schneiderus.

SCRIPTURAE DISCREPANTIA.

v. **516** κωμῳδοδιδασκαλίαν] ο in ras. $Γ^2$ κωμωδιοδιδασκαλίαν A $Θ^1$ κωμωδιδασκαλίαν P ‖ v. **517** γὰρ δὴ] R M Ald γὰρ ἤδη V γὰρ ἤδη A Γ Θ P | ὀλίγοις χαρίσασθαι] sic M Ald Su (v. χαρίσασθαι) Priscian. 18, 266. Schol. Pind. Pyth. 2, 75 ὀλίγοις πανυ χαρίσασθαι R ὀλίγοις ἤδη χαρίσασθαι V A Γ Θ P ‖ v. **518** ὑμᾶς] ἡμᾶς Γ | διαγιγνώσκων] διαγινώσκων R V Γ $Θ^1$ P M Ald | ἐπετείους] ἐπαιτίους P ‖ v. **519** τοὺς om. P | γήρᾳ] γῆρα R V^1 γήρα V^2 P ‖ v. **521** νίκης] νίκησ᾽ Θ | ἔστησε] ἵστησε Γ ἔστησεν A | τροπαῖα] τρόπαια R V A Θ P M Ald ‖ v. **522** ὑμῖν] ἡμῖν A Γ P | ἱεὶς] ιεὶς R ἰεὶς V^1 Θ Ald | πτερυγίζων] πτεριγίζων Γ ‖ v. **523** ψηνίζων] ψανίζων P | βατραχείοις] βατραχίοις Γ ‖ v. **525** ἐξεβλήθη· πρεσβύτης ὢν ὅτι R ἐξεβλήθη πρεσβύτης ὤν· (ὢν· Γ Ald) ὅτι A Γ M Ald nulla interpungendi nota V Θ P | σκώπτειν] ειν in ras. $Γ^2$ σκόπτειν P | ἀπελείφθη] η ex ει corr. R ‖ v. **526** βρύσας] ῥεύσας codd. | ποτ᾽] τότ᾽ Θ | πολλῷ ῥεύσας ἐπαίνῳ Su (v. ἀφέλεια) ‖ v. **527** πεδίων] παιδίων A $Γ^1$ Θ | στάσεως] τάσεως M ‖ v. **528** προθελύμνους] προθελυμίνους P ‖ v. **529** ἦν] ἐνῆν R | συμποσίῳ] ξυμποσίῳ Γ P Ald συμποσίοις Su ibid. | Δωροῖ] post ι rasura unius litt. Γ δοροῖ R δορυ Suidae cod. A (l. l.)

καὶ „τέκτονες εὐπαλάμων ὕμνων·“ οὕτως ἤνθησεν ἐκεῖνος. 530
νυνὶ δ' ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντ' οὐκ ἐλεεῖτε,
ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκ ἔτ' ἐνόντος,
τῶν θ' ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει,
ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον, δίψῃ δ' ἀπολωλώς,
ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, 535
καὶ μὴ ληρεῖν, ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσου.
οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς·
ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν,
ἀπὸ κραμβοτάτου † στόματος μάττων ἀστειοτάτας ἐπινοίας·
χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων, τοτὲ δ' οὐχί. 540
ταῦτ' ὀρρωδῶν διέτριβεν ἀεί, καὶ πρὸς τούτοισιν ἔφασκεν
ἐρέτην χρῆναι πρῶτα γενέσθαι, πρὶν πηδαλίοις ἐπιχειρεῖν,
κᾆτ' ἐντεῦθεν πρῳρατεῦσαι, καὶ τοὺς ἀνέμους διαθρῆσαι,
κᾆτα κυβερνᾶν αὐτὸν ἑαυτῷ. τούτων οὖν οὕνεκα πάντων,

ADNOTATIO CRITICA.

v. 533 *διαλασκουσῶν* Naberus. — v. 536 *καὶ μάκληρεῖν* Meinekius. — *Διονύσου*] Elmsleius. — v. 539 *κραμβοφάγου* Kiehlius. — Quid sit *ἀπὸ στόματος μάττειν* non intelligo. Mihi *στόματος* corruptum videtur ex *στέατος*, hoc ex *σταιτός*. Ex macerrima vel tenuissima materia Crates dicitur formasse lepidissimas facetias. — post v. 542 excidisse unum versum, cuius sensus fuerit *κᾆτα τοιχαρχεῖν*, suspicatus est Porsonus.

SCRIPTURAE DISCREPANTIA.

v. **530** *εὐπαλάμων*] *εὐπαλάμνων M* | *ἤνθησεν ἐκεῖνος*] *ἤνθησ' ἐκεῖνος ΑΓΘ* *ἤνθησε κεῖνος P* ‖ v. **531** *νυνὶ*] *νῦν R* | *ὑμεῖς*] ex *ἡμεῖς* corr. *A* *ἡμεῖς M* ‖ v. **532** *οὐκ ἔτ' ἐνόντος*] *οὐκέτ' ἐνόντος AΘ* *οὐκέτ' ὄντος MSu* (v. *ἀφέλεια* et *ἤλεκτρα*) *οὐκ ἐοντος R* ‖ v. **533** *ἀλλὰ γέρων*] *ἀλλὰ γὰρ γέρων ΓΘP* ‖ v. **534** *Κοννᾶς*] *κοννὰς R* | *αὖον*] om. *AΓ*^{1}*ΘPMSu* (v. *ἀφέλεια* et *Κοννᾶς*) | *δίψῃ*] *δίψει VM* $\overset{η}{\text{δίψει}}$ *AΓ* $\overset{ει}{\text{δίψη}}$ *Θ* ‖ v. **535** *χρῆν*] *MAldSu* (v. *ἀφέλεια*) *χρῆ· V* *χρὴ* ceteri ‖ v. **536** *θεᾶσθαι λιπαρὸν*] *λιπαρὸν θεᾶσθαι AΓΘ* | *Διονύσου*] *διονύσῳ* codd. ‖ v. **537** *ὑμῶν*] *ἡμῶν A* | *στυφελιγμούς*] *RΘ*^{2} (qui superscr. *γρ γ*) *στυφελισμούς* (vel *-οὺς*) reliqui (etiam *Su*) ‖ v. **538** *σμικρᾶς*] *μικρᾶς AΓ*^{1}*ΘP* | *ὑμᾶς*] *ἡμᾶς P* Suidae cod. *A* (v. *στυφελισμοὺς*) | *ἀπέπεμπεν*] *ἔπεμπεν AΓ*^{1}*Θ* ‖ v. **539** *ἐπινοίας*] *ἐτινοίας P* ‖ v. **540** *τοτὲ — τοτὲ*] *ποτὲ — ποτὲ A* ‖ v. **542** *πρῶτα MAldSu* (v. *πηδαλιουχεῖν*) *πρῶτον* ceteri ‖ v. **543** *κᾆτ' ἐντεῦθεν*] *κἀντεῦθεν ΘSu* l. l. | *πρωιρατεῦσαι* (*ωι* ex *ω* corr.) *R* *πρωρατεῦσαι* reliqui ‖ v. **544** *οὖν*] *R* om. ceteri | *οὕνεκα*] *V*^{2}*M* *οὔνεκα V*^{1} *οὕνεκα PAld* *ἕνεκα R* *εἵνεκα AΓ*^{1}*Θ* *ου* superscr. *Γ*^{2}

ὅτι σωφρονικῶς κοὐκ ἀνοήτως εἰσπηδήσας ἐφλυάρει,
αἴρεσθ' αὐτῷ πολὺ τὸ ῥόθιον, παραπέμψατ' ἐφ' ἕνδεκα κώπαις
θόρυβον χρηστὸν ληναΐτην,
ἵν' ὁ ποιητὴς ἀπίῃ χαίρων,
κατὰ νοῦν πράξας,
φαιδρὸς λάμποντι μετώπῳ.

Ἵππι' ἄναξ Πόσειδον, ᾧ
χαλκοκρότων ἵππων κτύπος
καὶ χρεμετισμὸς ἁνδάνει,
καὶ κυανέμβολοι θοαὶ
μισθοφόροι τριήρεις,
μειρακίων θ' ἅμιλλα λαμ-
πρυνομένων ἐν ἅρμασιν
καὶ βαρυδαιμονούντων,
δεῦρ' ἐλθ' ἐς χορόν, ὦ χρυσοτρίαιν', ὦ
δελφίνων μεδέων, Σουνιάρατε,
ὦ Γεραίστιε παῖ Κρόνου,
Φορμίωνί τε φίλτατ', ἐκ
551—580 = 581—610

ADNOTATIO CRITICA.

v. 545 ἐσπηδήσας Vels. in proecd. — v. 546 παραπέμψατέ θ' ἕνδεκα vel παραπέμψατέ τ' ἐννέα Meinekius. παραπέμψατέ τ' ἐν δέκα Kockius. παραπέμψαντες δέκα Dielsius. παραπέμψατ' ἐφ' ἓν δέκα O. Schneiderus. παραπέμψον ἐφ' ἕνδεκα Blaydesius. — v. 555 ἱστοφόροι Vels. in proecd. μισθοβόροι Bergkius.

SCRIPTURAE DISCREPANTIA.

v. **545** εἰσπηδήσας] ἐσπηδήσας codd. (ἐσηδήσας *R* ὡς πηδήσας *P*) ‖ v. **546** παραπέμψατ'] παρὰ πέμψατ' *V* παραπέμψατε *PM* παραπέμψαντες *Θ* παραπέμψαντος $Γ^1$ ος del. $Γ^2$ ἀποπέμψατ' *Su* ‖ v. **547** ληναΐτην] λιναΐτην *R* ‖ v. **548** ἀπίῃ] ἀπήει *A* ἀπήῃ $Γ^1$ in ἀπίῃ corr. $Γ^2$ ‖ v. **550** φαιδρὸς] φαιδρῶς $AΓ^1$ | μετώπῳ] προσώπῳ M^1 ‖ vv. **551—564** in *R* sic scripti sunt, ut bini versus singulas lineas occupent; in *A* singulis lineis comprehenduntur vv. 553 554, 555 556, 557 558, 561 562, 563 564 ‖ v. **551** ante versum est στροφὴ ἢ καὶ $\overset{\Delta}{\omega}$ *V* στροφὴ ἢ καὶ ἀοιδή *Γ* $\overset{\varphi'}{\sigma\tau\rho o}$ κ/ $\overset{\Delta'}{\omega}$ *P* ΣΤΡΟΦΗ'. *Ald* ᾠδὴ $Θ^2$ | ἵππι' ἄναξ] ἱππιάναξ *AΘ* | ᾧ] ὦ *P* ‖ v. **553** ἀνδάνει] *M* ex ἀνδάνει corr. *R* ἀνδάνει ceteri ‖ v. **557** ἅρμασιν] *RAld* ἅρμασι ceteri ‖ v. **558** βαρυδαιμονούντων] βαρυδαιμοναύντων *P* ‖ v. **559** ἐς] εἰς *ΘP* | χορόν] χῶρον $Γ^1$ χορὸν ex χῶρον corr. *Θ* ‖ v. **560** σουνιάρατε] σονιάρατε· *R* νιάρατε $Θ^1$ σου supra lin. add. $Θ^2$ ‖ v. **562** Φορμίωνί] litterae νί in ras. $Γ^2$ φόρμωνί V^1 φορμίων *A*

τῶν ἄλλων τε θεῶν Ἀθη-
ναίοις πρὸς τὸ παρεστός.
Εὐλογῆσαι βουλόμεσθα τοὺς πατέρας ἡμῶν, ὅτι
ἄνδρες ἦσαν τῆσδε τῆς γῆς ἄξιοι καὶ τοῦ πέπλου,
οἵτινες πεζαῖς μάχαισιν ἔν τε ναυφράκτῳ στρατῷ
πανταχοῦ νικῶντες ἀεὶ τήνδ' ἐκόσμησαν πόλιν.
οὐ γὰρ οὐδεὶς πώποτ' αὐτῶν τοὺς ἐναντίους ἰδὼν
ἠρίθμησεν, ἀλλ' ὁ θυμὸς εὐθὺς ἦν Ἀμυνίας·
εἰ δέ που πέσοιεν εἰς τὸν ὦμον ἐν μάχῃ τινί,
τοῦτ' ἀπεψήσαντ' ἄν, εἶτ' ἠρνοῦντο μὴ πεπτωκέναι,
ἀλλὰ διεπάλαιον αὖθις. καὶ στρατηγὸς οὐδ' ἂν εἷς
τῶν πρὸ τοῦ σίτησιν ᾔτησ' ἐρόμενος Κλεαίνετον·
νῦν δ' ἐὰν μὴ προεδρίαν φέρωσι καὶ τὰ σιτία,
οὐ μαχεῖσθαί φασιν. ἡμεῖς δ' ἀξιοῦμεν τῇ πόλει
προῖκα γενναίως ἀμύνειν καὶ θεοῖς ἐγχωρίοις.
καὶ πρὸς οὐκ αἰτοῦμεν οὐδέν, πλὴν τοσουτονὶ μόνον·
ἤν ποτ' εἰρήνη γένηται καὶ πόνων παυσώμεθα,
μὴ φθονεῖθ' ἡμῖν κομῶσι μηδ' ἀπεστλεγγισμένοις.

ADNOTATIO CRITICA.

v. 563 *τῶν ἄλλων τ' ἐθνέων* Blaydesius, quod non est Atticum. — v. 564 *πρόσθε παρεστώς* Reiskius. *πλεῖστα παρεστώς* Blaydesius. — v. 567 *ναυφάρκτῳ* Dindorfius. — v. 569 *οὐδὲ εἷς γὰρ πώποτ'* Cobetus. — v. 570 *Ἀμυνίας*] Berglerus. *Ἀμεινίας* Ridgeway. — v. 571 *ἐς τὸν ὠμὸν* Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **563** *τε*] om. *M* ‖ v. **564** *παρεστός*] *παρεστώς VΓΘ Ald παρεστὼς APM* ‖ v. **565** ante versum est *παρεπίγραμμα R ἐπίρρημα VΓΘPAld* | *βουλόμεσθα*] *RM βουλόμεσθ' V βουλόμεθα AΓΘPAld* lemm sch. *VAld* ‖ v. **566** *τῆς*] om. *RA*Γ^1*Θ* ‖ v. **569** *οὐ γὰρ οὐδεὶς πώποτ'* (*πῶποτ' M*) *RM οὐδεὶς γὰρ πώποτ' VAΓΘP κοὐδεὶς οὐδεπώποτ' Ald* | *αὐτῶν*] *αὐτῷ* Γ^1 ‖ v. **570** *ἠρίθμησεν*] *ἠρέμησεν* Suidae cod. *A* (v. *ἠρίθμησεν*) ‖ v. **571** *δέ που*] *δέ ποτε P* | *πέσοιεν*] *πέσειεν Γ* | *εἰς*] *ἐς* codd. ‖ v. **572** *τοῦτ'*] *R Su* (v. *ἀπεψησάμην* et *ψευδόπτωμα*) *ταῦτ'* ceteri | ante *μὴ*] ras. del. una litt. *Θ* | *πεπτωκέναι*] *πεπωκέναι P* ‖ v. **574** *τῶν*] om. *A τῷ* Γ^1 | *ᾔτησ'*] *RAld ᾔτησεν* (*ἤτησεν A*Θ^1*P*) ceteri ‖ v. **575** *δ' ἐὰν*] *δὲ ἐὰν* Θ^1 *δ' ἂν* Θ^2 *Su* (v. *προεδρία*) *δὲ τὰν* Γ^1 | *προεδρίαν*] *προσεδρείαν* ex *προεδρίαν* corr. *A προ*εδρίαν Γ προσεδρείαν Θ προδρίαν P* ‖ v. **576** *ἡμεῖς*] *ὑμεῖς Ald* ‖ v. **578** *μόνον*] *μόνως Ald* ‖ v. **579** *παυσώμεθα*] *παυσόμεθα V* ‖ v. **580** *φθονεῖθ'*] *φθονεῖσθ' RM* Suidae cod. *A* (v. *κομᾷ*) | *ἡμῖν*] *ὑμῖν* Suidae cod. *A* (l. l.) | *κομῶσι*] *κομῶσιν RM Su* (l. l.) |

Ὦ πολιοῦχε Παλλάς, ὦ
τῆς ἱερωτάτης ἁπα-
σῶν πολέμῳ τε καὶ ποιη-
ταῖς δυνάμει θ' ὑπερφερού-
σης μεδέουσα χώρας, 585
δεῦρ' ἀφικοῦ λαβοῦσα τὴν
ἐν στρατιαῖς τε καὶ μάχαις
ἡμετέραν ξυνεργὸν
Νίκην, ἣ χορικῶν ἐστιν ἑταίρα
τοῖς τ' ἐχθροῖσι μεθ' ἡμῶν στασιάζει. 590
νῦν οὖν δεῦρο φάνηθι· δεῖ
γὰρ τοῖς ἀνδράσι τοῖσδε πά-
σῃ τέχνῃ πορίσαι σε νί-
κην εἴπερ ποτὲ καὶ νῦν.
Ἃ ξύνισμεν τοῖσιν ἵπποις, βουλόμεσθ' ἐπαινέσαι. 595
ἄξιοι δ' εἴσ' εὐλογεῖσθαι· πολλὰ γὰρ δὴ πράγματα

ADNOTATIO CRITICA.

v. 586 *ἀφικοῦ*] Dindorfius. — v. 589 *χορικῶν μοὔστιν* Vels. in proecd. *Χαρίτων ἐστὶν* Wilamowitzius.

SCRIPTURAE DISCREPANTIA.

ἀπεστλεγγισμένοις] *λε* in ras. *Γ*² *ἀπεστεγγισμενοις R ἀπεστελεγισμένοις A ἀπεστελεγγισμένοις Θ* ‖ vv. **581—594** in libris sic scripti sunt, ut singuli versus terminentur vocibus his: *ὦ* | *ἁπασῶν* (*ἀπα- Ald*) | *ποιη-* | *ὑπερφερου-* | *χώρας* | *τὴν* | *μάχαις* | *ξυνεργὸν* | *ἑταίρα* | *στασιάζει* | *δεῖ* | *πά-* | *νί-* | *νῦν RMAld* (in *R* bini versus singulas lineas occupant) — *ὦ* | *ἁπασῶν* | *ποιηταῖς* | *ὑπερφερούσης* | *χώρας* | *τὴν* | *μάχαις* | *ξυνεργὸν* | *ἑταίρα* | *στασιάζει* | *γὰρ* | *τοῖσδε* | *σε* | *νῦν VP* — *ὦ* | *ἁπασῶν* | *ποιηταῖς* | *χώρας* | *τὴν* | *μάχαις* | *νίκην* | *ἑταίρα* | *στασιάζει* | *γὰρ* | *τοῖσδε·* | *σε* | *νῦν ΑΓΘ* ‖ v. **581** ante versum est *αντωδη καὶ αντιστροφή* $\overset{o}{χ}$ *R 'ΑΝΤΩιΔῊ ΚΑῚ 'ΑΝΤΙΣΤΡΟΦΗ΄ Ald αντωδη ἤ καὶ αντιστροφος V ἀντῳδὴ ἢ καὶ ἀντίστροφος Γ αντωδὴ Θ* | *Παλλάς*] *παλᾶς V*¹ *λ* superscr. *V*² *παλὰς P* ‖ v. **584** *δυνάμει θ'*] *δυνάμει δ' P* ‖ v. **586** *ἀφικοῦ*] *ἀφίκου* codd. ‖ v. **587** *στρατιαῖς*] *στρατειαῖς* corr. ex *στρατηαῖς V*¹ *ει* in *ι* corr. *V*² ‖ v. **589** *ἣ*] *ἢ V*¹*P* | *ἑταίρα*] *ἑτέρα R* ‖ v. **590** *ἐχθροῖσι*] *ἐχθροῖς ΑΓ*¹*Θ* ‖ v. **594** *εἴπερ ποτὲ*] *εἴπερ τότε Θ*¹ ‖ v. **595** ante versum est $\overset{τ}{α}νπί\overset{μ}{ρρ}$/ *R* $\overset{τ}{α}νπι\overset{η}{ρρ}$ *V* ἀντ$\overset{ρρη}{έπι}$ *Γ ἀντεπίρρημα ΘPAld* | *τοῖσιν*] *τοῖς ΑΓ*¹*Θ τοῖςσιν* (in ras. *σιν*) *P* | *βουλόμεσθ'*] *βουλομεθ' R βουλόμεθ' Γ*¹*ΘM Ald* ‖ v **596** *εἴσ'*] *εἰσ R* | *εὐλογεῖσθαι*] ex *εὐλογεῖσθε* corr. *R εὐλογεῖσθε A*

ξυνδιήνεγκαν μεθ' ἡμῶν, εἰσβολάς τε καὶ μάχας.
ἀλλὰ τὰν τῇ γῇ μὲν αὐτῶν οὐκ ἄγαν θαυμάζομεν,
ὡς ὅτ' εἰς τὰς ἱππαγωγοὺς εἰσεπήδων ἀνδρικῶς,
πριάμενοι κώθωνας, οἱ δὲ καὶ σκόροδα καὶ κρόμμυα·
εἶτα τὰς κώπας λαβόντες ὥσπερ ἡμεῖς οἱ βροτοὶ
ἐμβαλόντες ἀνεφρυάξανθ'· „ἱππαπαῖ, τίς ἐμβαλεῖ;
ληπτέον μᾶλλον. τί δρῶμεν; οὐκ ἐλᾷς, ὦ σαμφόρα;"
ἐξεπήδων τ' εἰς Κόρινθον· εἶτα δ' οἱ νεώτεροι
ταῖς ὁπλαῖς ὤρυττον εὐνὰς καὶ μετῇσαν στρώματα·
ἤσθιον δὲ τοὺς παγούρους ἀντὶ ποίας Μηδικῆς,
εἴ τις ἐξέρποι θύραζε, κἀκ βυθοῦ θηρώμενοι·
ὥστ' ἔφη Θέωρος εἰπεῖν καρκίνον Κορίνθιον·
„δεινά γ', ὦ Πόσειδον, εἰ μήτ' ἐν βυθῷ δυνήσομαι,
μήτε γῇ μήτ' ἐν θαλάττῃ διαφυγεῖν τοὺς ἱππέας".

ΧΟ. Ὦ φίλτατ' ἀνδρῶν καὶ νεανικώτατε,

ADNOTATIO CRITICA.

v. 598 *οὐ τόσον θαυμάζομεν* Herwerdenus probabiliter. — v. 600 *οἱ δὲ σκόροδ' ἐλάας κρόμμυα* ex Bergkii coniectura Vels. in proecd. — *οἱ δέ γε σκόροδα* Blaydesius vix recte. — v. 602 *ἀνεφρυάξανθ'*] Walshius. *ἀνεφρυάξαντ'* Herwerdenus (*ἀνεβρύαξαν* Vs. in proecd.). — *ἱππαπαῖ*] Dindorfius. — v. 603 *μᾶλλόν τι, ὦνδρες* Herwerdenus. — v. 604 *νεώτατοι* Vels. in proecd. — v. 605 *μετῇσαν*] Brunckius (ex codd. Paris.) — v. 608 *Καρκίνον* Vels. in proecd. — v. 609 *εἰ μηδ'* Brunckium secutus Vels. in proecd. — v. 610 *μήτε γῇ*] Bentleius.

SCRIPTURAE DISCREPANTIA.

v. **597** *εἰσβολάς*] sic *M Su* (v. *εἰσβολάς* et *διενέγκαντες* et *ξυνδιήνεγκαν*) *εἰσβουλάς R* *ἐσβολάς* reliqui | *μάχας*] *γρ. νίκας* superscr. M^1 ‖ v. **599** *ἱππαγωγοὺς*] *γρ. ἐπαγωγοὺς* superscr. V^2 ‖ v. **600** *καὶ σκόροδα*] *Ald* schol. *M* *καὶ* om. reliqui ‖ v. **601** *βροτοὶ*] corr. V^2 ex *βρωτοὶ* ut vid. *βροντοὶ P* ‖ v. **602** *ἐμβαλόντες*] *ἐκβαλόντες Θ* | *ἀνεφρυάξανθ'*] *ἀνεβρύαξαν* libri (et *Su*) | *ἱππαπαῖ*] *ἱππαπαὶ R A Θ P Ald* *ἱππαπαί Γ M* *ἱππαπαί V* ‖ v. **603** *σαμφόρα*] *σαπφόρα Α Γ Θ Μ* ‖ v. **604** *τ'*] *τὲ* $A\,\Gamma^1\Theta$ | *εἰς*] *ἐς R* | *δ' οἱ*] *R M* *γ' οἱ* reliqui | *νεώτεροι*] *νεώτατοι R M* ‖ v. **605** *ὤρυττον*] *ὤρυσσον Θ* *ὤρυσσαν* Γ^1 *γρ. ὤρυττον* superscr. Γ^2 | *μετῇσαν*] *μετῆσαν R V A Γ Θ M* *μετήεσαν P* *μετῄεσαν Ald* | *στρώματα*] *βρώματα R* ‖ v. **606** *δὲ*] om. *M* | *ποίας*] *πόας* $V^1\Gamma^2\Theta^2$ *M Ald* ‖ v. **607** *ἐξέρποι*] *ἐξέρπει V A Γ Θ* | *θηρώμενοι*] *θυρώμενοι M* *θηρώμενος P* ‖ v. **608** *ἔφη*] *ἔφθη* $V P \Gamma^2 M^1$ *Ald* | *καρκίνον*] *καρκῖνον V Γ Θ* ‖ v. **609** *δεινά γ'*] *δυνά γ' Θ* ‖ v. **610** *μήτε γῇ*] *μήτ' ἐν γῇ* (*γῆ V A P*) codices | *θαλάττῃ*] *θαλάσσηι R* *θαλάσσῃ P* ‖ v. **611** chori notam om. *M* | *νεανικώτατε*] *γενικώτατε* $A\,\Gamma^1\Theta$ *γρ. καὶ νεανικώτατε* superscr. Γ^2

ὅσην ἀπὼν παρέσχες ἡμῖν φροντίδα·
καὶ νῦν ἐπειδὴ σῶς ἐλήλυθας πάλιν,
ἄγγειλον ἡμῖν πῶς τὸ πρᾶγμ' ἠγώνισαι.
ΑΛΛ. τί δ' ἄλλο γ' εἰ μὴ Νικόβουλος ἐγενόμην;
ΧΟ. νῦν ἄρ' ἄξιόν γε πᾶσίν ἐστιν ἐπολολύξαι.
ὦ καλὰ λέγων, πολὺ δ' ἀμείνον' ἔτι τῶν λόγων
ἐργασάμεν', εἶθ' ἐπέλθοις ἅπαντά μοι σαφῶς·
ὡς ἐγώ μοι δοκῶ
κἂν μακρὰν ὁδὸν διελθεῖν
ὥστ' ἀκοῦσαι. πρὸς τάδ', ὦ βελ-
τιστε, θαρρήσας λέγ', ὡς ἅ-
παντες ἡδόμεσθά σοι.
ΑΛΛ. καὶ μὴν ἀκοῦσαί γ' ἄξιον τῶν πραγμάτων.

616—623 = 683—690.

ADNOTATIO CRITICA.

v. 614 ἠγώνισαι] Bergkius. ἠγωνίσω Vels. in proecd. — v. 615 Νικόβουλος] Berglerus. — v. 616 ἄξιόν τι Vels. in proecd. — ἐπολολῦξαι Cobetus. — v. 617 ἀμείνον'] Berglerus. — v. 618 ἐργασάμεν'] Bentleius.

SCRIPTURAE DISCREPANTIA.

v. **612** φροντίδα] φροτίδα *P* ‖ v. **613** σῶς] σῷς *Γ* ‖ v. **614** ἄγγειλον] ἄγγελον V^1 | ἠγώνισαι] ἠγωνίσω codd. (ἠγωνήσω *P*) ‖ v. **615** *ΑΛΛ.*] om. *PM* | γ'] om. *RA*Γ^1*Θ* ‖ v. **616** *ΧΟ.*] om. *M* | γε] *Ald* om. reliqui | ἐπολολύξαι] ἀπολολύξαι *P* ὀλολύξαι *RM* ‖ v. **617** in *RM* in duos versus divisus est, quorum prior desinit in πολὺ, post quod *R* scripserat δ 'α (i. e. primas litteras versus posterioris), quod deinde lineola traducta ipse delevit ‖ v. **617** chori notam praefixerat sed delevit lineolis traductis Θ^2 | πολὺ δ'] πολλὴ δ' *P* | ἀμείνον'] ἄμεινον codd. ‖ vv. **618**. **619** duo versus, quorum prior desinit ἐπέλ alter incipit θοις *VΓΘPMAld* unus versus *RA* sed spatio vacuo post ἐπέλ relicto *A* signo † spatii indicandi super λ in ἐπελθοις picto *R* ‖ v. **618** ἐργασάμεν'] εἰργασμέν' *RVAΓM* εἰργασμέν *Θ* εἰργασμένε *PAld* ‖ vv. **619**. **620** unus versus *Θ* ‖ v. **619** ἅπαντά μοι] ἅπαντας μοι *M* ‖ vv. **620**. **621** in una linea, sed spatio post δοκῶ relicto *R* ‖ v. **620** ὡς] ὥστ' *RM* ‖ vv. **621**—**623** sic scripti sunt in codd., ut singuli versus finiantur vocibus: διελθεῖν | ἀκοῦσαι | ἅ- | σοι *M* — διελθεῖν | ἅ- | σοι (sed spatio vacuo post ἀκοῦσαι) *R* — ἀκοῦσαι | ἅ- | σοι *VP*Γ^2*Ald* — ἀκοῦσαι | ὡς | σοι *A*Γ^1*Θ* ‖ v. **622** θαρρήσας] θαρσήσας $V^2\Gamma^1$*ΘPAld* γρ. καὶ θαρρήσας superscr. Γ^2 | λέγ'] γ' in ras Γ^2 λέγειν *A* ‖ v. **623** ἡδόμεσθά] *VAld* ἡδόμεθά ceteri ‖ v. **624** γ'] om. *M*

εὐθὺς γὰρ αὐτοῦ κατόπιν ἐνθένδ' ἱέμην·
ὁ δ' ἄρ' ἔνδον ἐλασίβροντ' ἀναρρηγνὺς ἔπη
τερατευόμενος ἤρειδε κατὰ τῶν ἱππέων,
κρημνοὺς † ἐρείδων καὶ ξυνωμότας λέγων
πιθανώταθ'· ἡ βουλὴ δ' ἅπασ' ἀκροωμένη
ἐγένεθ' ὑπ' αὐτοῦ ψευδατραφάξυος πλέα,
κἄβλεψε νᾶπυ, καὶ τὰ μέτωπ' ἀνέσπασεν.
κἄγωγ' ὅτε δὴ 'γνων ἐνδεχομένην τοὺς λόγους
καὶ τοῖς φενακισμοῖσιν ἐξαπατωμένην,
„ἄγε δὴ Σκίταλοι καὶ Φένακες, ἦν δ' ἐγώ,
Βερέσχεθοι Κοάλεμοί τε καὶ Μόθων,
ἀγορά τ', ἐν ᾗ παῖς ὢν ἐπαιδεύθην ἐγώ,
νῦν μοι θράσος καὶ γλῶτταν εὔπορον δότε
φωνήν τ' ἀναιδῆ.“ ταῦτα φροντίζοντί μοι

ADNOTATIO CRITICA.

v. 628 ἐρείπων Brunckium secutus Vels. in proecd. — v. 631 νᾶπυ] Dindorfius. — v. 635 Κοάλεμοί τε] ex scholio Dobraeus. (τε καὶ κόβαλοι Vels. in proecd.) Μόθων] e scholio Kusterus. Audacius locum refinxerat Reisigius sic: ἄγε δὴ Φένακες καὶ Μόθωνες, ἦν δ' ἐγώ, Βερέσχεθοι, Σκίταλοί τε καὶ Κοάλεμοι. — τε καὶ κοβαλομοθάονες Fritzschius.

SCRIPTURAE DISCREPANTIA.

v. **625** ἵεμην] ἱέμην V^2*ΑΓΘΡΜ Ald* ‖ v. **626** ὁ δ'] rasura supra ὁ *V* ὅ δ' *ΑΘΜ* ‖ v. **627** ἤρειδε] ἤρει δὲ *R* ἤρει δὲ *Θ* (ι infra η add. $Θ^2$) ἤριδε V^1 lemm. schol. *V* ‖ v. **629** πιθανώταθ'·] *Θ* πιθανώταθ' *M* ex πιθανώτατ' corr. *A* πιθανώτατ' lemm. schol. *V* πιθανώτατα δ' *RP Ald* πιθανώτατα θ' *V* πιθανώτατ$\overset{\vartheta'}{\alpha}$ *Γ* additis $\overset{\vartheta'}{\alpha}$ a $Γ^2$ | δ'] om. *RV ΓΡΜ* γ' *Ald* | ἀκροωμένη] ἀκροωομένη *P* ἀνακρουωμένη *R* ‖ v. **630** ψευδατραφάξυος] sic *VΓSu* ψευδάτράφαξυς *R* ψευδατραφαξύος *M* ψευδατραφάξιος *Ald* ψευδατραφύξυος $AΘ^1$ (superscr. γρ. α $Θ^2$) ψευδατραφύξιος *P* ‖ v. **631** κἄβλεψε νᾶπυ] κἄβλεψεν ἄπυ *P* κἄβλεψε νάπυ reliqui (sed post κἄ rasura unius litt., et ε in ψε in ras. *A* νά in ras. *Θ*) | ἀνέσπασεν] *RΓΘ* ἀνέσπασε reliqui ‖ v. **633** τοῖς] τοῖσι *Ald* | φενακισμοῖσιν] φενακισμοῖς *ΘΡΜ* | ἐξαπατωμένην] ἐξηπατημένην *A* ἐξηπατωμένην $Γ^1$ ‖ v. **634** Σκίταλοι] σκύταλοι *RM* σκίταλοί τε *Su* ‖ v. **635** Βερέσχεθοι Κοάλεμοί τε] βερέσχεθοί τε καὶ κόβαλοι codd. (βερέσχεθοί τε om. *A*, in quo spatium 1½ versuum relictum est βερεχεθοί τε *P*) κοάλεμοι legit scholiasta et *Su* (v. κοάλεμος): κοάλεμοι παρὰ 'Αριστοφάνει. | Μόθων] μόθωνες codd. (et *Su* l. l.) μόθων legit scholiasta ‖ v. **637** γλῶτταν] γλῶσσαν *PAld* ‖ v. **638** ἀναιδῆ] ἀναιδῆι *R*

ἐκ δεξιᾶς ἐπέπαρδε καταπύγων ἀνήρ.
κἀγὼ προσέκυσα· κᾆτα τῷ πρωκτῷ θενὼν
τὴν κιγκλίδ' ἐξήραξα, κἀναχανὼν μέγα
ἀνέκραγον· „ὦ βουλή, λόγους ἀγαθοὺς φέρων
εὐαγγελίσασθαι πρῶτος ὑμῖν βούλομαι·
ἐξ οὗ γὰρ ἡμῖν ὁ πόλεμος κατερράγη,
οὐπώποτ' ἀφύας εἶδον ἀξιωτέρας.“
τῶν δ' εὐθέως τὰ πρόσωπα διεγαλήνισεν·
εἶτ' ἐστεφάνουν μ' εὐαγγέλια· κἀγὼ 'φρασα
αὐτοῖς ἀπόρρητον ποιησαμένους ταχύ,
ἵνα τὰς ἀφύας ὠνοῖντο πολλὰς τοὐβολοῦ,
τῶν δημιουργῶν ξυλλαβεῖν τὰ τρύβλια.
οἱ δ' ἀνεκρότησαν καὶ πρὸς ἔμ' ἐκεχήνεσαν.
ὁ δ' ὑπονοήσας, ὁ Παφλαγών, εἰδώς τ' ἄρα
οἷς ἥδεθ' ἡ βουλὴ μάλιστα ῥήμασιν,
γνώμην ἔλεξεν· „ἄνδρες, ἤδη μοι δοκεῖ
ἐπὶ συμφοραῖς ἀγαθαῖσιν εἰσηγγελμέναις

ADNOTATIO CRITICA.

v. 639 *ἐπέπαρδε*] Halbertsma. — v. 640 *θενὼν*] Dindorfius. — v. 646 *οἱ δ'* et *διεγαλήνισαν* Vels. in proecd. — v. 648 *ποιησαμένους*] Reiskius. *ποιησαμένοις* Bentleius. — vv. 649. 650 inter se mutandos esse putat Wilamowitzius. — v. 652 *ἐπινοήσας* Meinekius probabiliter. — *τ' ἄρα*] Dindorfius. *θ' ἅμα* idem in ed. Ox. *γ' ἄρα?* Meinekius. *ἄρα* Vels. in proecd. — v. 655 *ἀγαθαῖσι ταῖς ἠγγελμέναις* Cobetus.

SCRIPTURAE DISCREPANTIA.

v. **639** *ἐπέπαρδε*] *ἀπέπαρδε* codd. ‖ v. **640** *τῷ πρωκτῷ*] *τῶ κρωκτω* *P* *τὸν πρωκτὸν* *A* | *θενὼν*] *θένων* codd. (*θείνων* V^1) ‖ v. **641** *ἐξήραξα*] *R* *ἐξάραξα* ceteri (etiam lemm. schol. *V*) ‖ v. **642** *ὦ*] om. *R* ‖ v. **643** *πρῶτος*] V^2 *πρῶτον* ceteri | *ὑμῖν*] ex *ἡμῖν* corr. *Θ* ‖ v. **646** *τῶν δ'*] *οἳ δ'* *R* *οἵ δ'* *M* | *εὐθέως*] *εὐθὺς* $A\Gamma^1\Theta$ *γρ. εὐθέως* superscr. Γ^2 | *διεγαλήνισεν*] *διεγαλήνησεν* *V* lemm. schol. *V* *διεγαλήνισαν* *R* *διεγαλήνησαν* *M* ‖ v. **647** *μ' εὐαγγέλια*] *μ' ἀγγελία* *P* ‖ v. **648** *ποιησαμένους*] *ποιησάμενος* codd. ‖ v. **649** *τὰς*] *τοὺς* *Γ* ‖ v. **650** *ξυλλαβεῖν*] *ξυλαβεῖν* V^1 *συλλαβεῖν* *RM* | *τρύβλια*] *τρυβλία* *AΘ* v. **651** *οἱ δ'*] *οἳ δ'* *RVΓ* *οἵ δ'* *AΘMAld* | *ἀνεκρότησαν*] *ἀνεκράτησαν* *M* | *πρὸς ἔμ'*] *πρός μ'* *M* | *ἐκεχήνεσαν*] *ἐκεχίνεσαν* *R* ‖ v. **652** *ὁ δ'*] *ὂ δ'* *V* *ὅ δ'* *AΘMAld* | *τ' ἄρα*] *τ' ἅμα* *R* *ἄρα* (om. *τ'*) reliqui v. **653** *μάλιστα*] corr. ex *μάλλιστα* *V* | *ῥήμασιν*] *R* *ῥήμασι* reliqui v. **654** *ἤδη μοι*] *καμοὶ* *R* *κἀμοὶ* *M* ‖ v. **655** *ἀγαθαῖσιν*] *ἀγαθαῖς* lemm. schol. *V* | *εἰσηγγελμέναις*] *ἠγγελμέν*$\overset{αι}{ας}$ *R*

εὐαγγέλια θύειν ἑκατὸν βοῦς τῇ θεῷ.“
ἐπένευσεν εἰς ἐκεῖνον ἡ βουλὴ πάλιν.
κᾄγωγ᾽ ὅτε δὴ ᾿γνων τοῖς βολίτοις ἡττημένος,
διηκοσίῃσι βουσὶν ὑπερηκόντισα·
τῇ δ᾽ Ἀγροτέρᾳ κατὰ χιλίων παρῄνεσα
εὐχὴν ποιήσασθαι χιμάρων εἰς αὔριον,
αἱ τριχίδες εἰ γενοίαθ᾽ ἑκατὸν τοὐβολοῦ.
ἐκαραδόκησεν εἰς ἔμ᾽ ἡ βουλὴ πάλιν.
ὁ δὲ ταῦτ᾽ ἀκούσας ἐκπλαγεὶς ἐφληνάφα.
κᾆθ᾽ εἷλκον αὐτὸν οἱ πρυτάνεις χοἰ τοξόται.
οἱ δ᾽ ἐθορύβουν περὶ τῶν ἀφύων ἑστηκότες·
ὁ δ᾽ ἠντεβόλει γ᾽ αὐτοὺς ὀλίγον μεῖναι χρόνον·
„ἵν᾽ ἅτθ᾽ ὁ κῆρυξ οὐκ Λακεδαίμονος λέγῃ
πύθησθ᾽· ἀφῖκται γὰρ περὶ σπονδῶν πάλιν.“
οἱ δ᾽ ἐξ ἑνὸς στόματος ἅπαντες ἀνέκραγον·
„νυνὶ περὶ σπονδῶν; ἐπειδή γ᾽, ὦ μέλε,

ADNOTATIO CRITICA.

Post versum 656 excidisse Velseno videbatur versus talis fere: τὰς κοιλίας δὲ προῖκα τὴν βουλὴν ἔχειν. Ad eiusmodi quid enim ducere scholiastae verba: ἡ γὰρ τοῦ βοὸς κοιλία βόλιτον ἔχει. Contra quod disputavit Vahlenius in ind. lect. hib. Berol. 1884/5. — v. 659 διακοσίαισι Dindorfium secutus Vels. in proecd. — v. 660 χιλιῶν Vels. in proecd. — v. 661 εἰσαύριον Vels. in proecd. χιμάρων, ἐσαύριον αἱ τρ. Brunckius. — v. 664 ὁ δὲ τοῦτο νοήσας Herwerdenus. — v. 667 ἠντεβόλει] Cobetus. ἠντιβόλει ᾿τ᾽ (i. e. ἔτι) Lentingius. — v. 668 ἵν᾽ ἂν ὁ κῆρυξ Bachmannus. — κήρυξ et λέγει Vels. in proecd. — v. 669 πάλιν] Porsonus.

SCRIPTURAE DISCREPANTIA.

v. **656** θεῷ] θεᾷ ΑΓ^{1}Θ^1 γρ. ῶ superscr. Θ^2 ‖ v. **658** κᾄγωγ᾽] κᾄγωγε ΑΘ ‖ v. **659** διηκοσίῃσι] διηκοσίοισι PAld ‖ v. **661** χιμάρων] χιμάρρων scripserat sed prius ρ eras. R | εἰς αὔριον] M εἰσαύριον R ἐς αὔριον VΑΓ ἐσαύριον ΘPAld ‖ v. **662** τριχίδες] RAld τριχίδες δ᾽ reliqui | εἰ γενοίαθ᾽] εἰ γενοίατ᾽ R ἐγενοίαθ᾽ M ‖ v. **664** ἐφληνάφα] ἐφληνάφει M ‖ v. **665** κᾆθ᾽ εἷλκον] καθεῖλκον ras. supra α et ει V | αὐτὸν om. M ‖ v. **666** οἱ δ᾽] οἳ δ᾽ RVΓ οἵ δ᾽ ΑΘM Ald ‖ v. **667** ὁ δ᾽] ὃ δ᾽ RVΓ ὅ δ᾽ ΑΘMAld | ἠντεβόλει] ἠντιβόλει codd. | μεῖναι] μεῖνον V^1 ut vid. ‖ v. **668** ἵν᾽ ἅτθ᾽] ἵν᾽ ἃθ᾽ V ἵν᾽ ἅθθ᾽ Γ ἵν᾽ ἅθ᾽ ΘP ἵναθ᾽ ΑM ἵν᾽ άτ᾽ R | κῆρυξ] VΓ κήρυξ reliqui | οὐκ] ὀὐκ V^{2}ΑΓPAld οὖκ V^1 οὐκ ΘM | λέγῃ] sic R λέγει Ald λέγῃ πάλιν Θ^1(πάλιν del. Θ^2)M λέγει πάλιν VΑΓ(πάλιν in ras. Γ^2)P ‖ v. **669** πύθησθ᾽] πύθησδ᾽ Α | πάλιν] λέγων RVPMAld λόγων ΑΓ^{1}Θ γρ. λέγων superscr. Γ^2 ‖ v. **670** οἱ δ᾽] οἳ δ᾽ RΓ οἵ δ᾽ ΑΘMAld οἳ V | ἅπαντες] πάντες ΑΓ^{1}Θ^1 ‖ v. **671** μέλε] μέλε᾽ V^{2}ΓΘM

ᾔσθοντο τὰς ἀφύας παρ' ἡμῖν ἀξίας;
οὐ δεόμεθα σπονδῶν· ὁ πόλεμος ἑρπέτω."
ἐκεκράγεσάν τε τοὺς πρυτάνεις ἀφιέναι·
εἶθ' ὑπερεπήδων τοὺς δρυφάκτους πανταχῇ.
ἐγὼ δὲ τὰ κορίανν' ἐπριάμην ὑποδραμὼν
ἅπαντα τά τε γήτει' ὅσ' ἦν ἐν τἀγορᾷ·
ἔπειτα ταῖς ἀφύαις ἐδίδουν ἡδύσματα
ἀποροῦσιν αὐτοῖς προῖκα κἀχαριζόμην.
οἱ δ' ὑπερεπῄνουν ὑπερεπύππαζόν τέ με
ἅπαντες οὕτως ὥστε τὴν βουλὴν ὅλην
ὀβολοῦ κοριάννοις ἀναλαβὼν ἐλήλυθα.
ΧΟ. πάντα τοι πέπραγας οἷα χρὴ τὸν εὐτυχοῦντα·

ADNOTATIO CRITICA.

v. 674 ἀφιέναι] Brunckius. — v. 676 ὑπερδραμὼν Reisigius. ἐγὼ δ' ἐπριάμην τὰ κορίανν' ὑπεκδραμὼν e coniectura Fritzschii Vels. in proecd. — versum 679 delendum censet Oerius ut supervacaneum.

SCRIPTURAE DISCREPANTIA.

v. **673** ἑρπέτω] γρ. καὶ ἐρρέτω superscr. Γ^2 ἐρρέτω superscriptis γρ. ἑρπέτω *M* ἐρρέτω *Su* (v. ἐρρέτω) ‖ v. **674** ἐκεκράγεσάν τε] ἐκεκράγασάν τε *Θ* | ἀφιέναι] ἀπιέναι codd. ‖ v. **675** εἶθ'] οἳ δ' superscr. γρ. εἶθ' *Γ* οἵ δ' *AΘ* γρ. εἶθ' Θ^2 | δρυφάκτους] δρυφακτοὺς *RP* δρυφάκτας *AΓΘ* | πανταχῆι *R* πανταχοῦ reliqui ‖ v. **676** ἐγὼ] ἐπεὶ Θ^1 | κορίανν'] κορίαν V^1 κορρίανν' *A* | ὑποδραμὼν] ὑπεκδραμών· *R* ‖ v. **677** ἅπαντα τά τε] ἅπαντά τε τα *R* ἅπαντά τε *M* | γήτει'] γήτι' V^1 γήτια lemm. sch. *V* | ἐν] litt. ἐ in ras. Θ^2 ἓν *RA* | τἀγορᾷ] τ' ἀγορᾷ *RAΓΘP* τῇ ἀγορᾷ *VMAld* ‖ v. **679** ἀποροῦσιν] ἀπαίρουσιν *RM* | κἀχαριζόμην] ex κἀχαρίζομεν corr. *V* κἀνεχαριζόμην Θ^1 ‖ v. **680** οἱ δ'] οἳ δ' *RVΓ* οἵ δ' *AMAld* | ὑπερεπύππαζόν τέ με] ὑπερεπυππάζοντό με *RSu* ὑπερεπύπαζον τέ με *PM* ‖ v. **681** οὕτως] om. *A* v. **682** κοριάννοις] κοριάνναν *P* ‖ in vv. **683—690** vocabula sic disposita sunt, ut singuli versus finiantur vocibus: εὐτυχοῦντα | ἕτερον | πανουργίαις | κεκασμένον | ποικίλοις | αἱμυλίοις | τἀπί- (spat. post ἄριστα· et συμμάχους·) εὔνους | πάλαι *R* — εὐτυχοῦντα | ἕτερον | πανουργίαις | κεκασμένον | ποικίλοις | αἱμυλίοις | τἀ- | συμμάχους | εὔνους | πάλαι *M* — εὐτυχοῦντα | πανουργίαις | κεκασμένον | (ποικίλοις | *VAld*) αἱμυλίοις | τἀπί- | εὔ- | πάλαι *VPAld* — εὐτυχοῦντα | πανουργίαις | ποικίλοις | αἱμυλίοις | ἄριστα | πάλαι *AΓΘ* ‖ v. **683** ΧΟ.] 'ΑΝΤΙΣΤΡΟΦΗ' *Ald* | πάντα] ἅπαντά *R* | τοι] *R* om. V^1 δὴ V^2*AΓΘMAld* δὲ *P* | πέπραγας] ex πέπραχας corr. *V* πέπραχας *Ald* | χρὴ] χρῆ *V*

ηὗρε δ' ὁ πανοῦργος ἕτερον πολὺ πανουργίαις
μείζοσι κεκασμένον καὶ δόλοισι ποικίλοις,
ῥήμασίν θ' αἱμύλοις.
ἀλλ' ὅπως ἀγωνιεῖ φρόν-
τιζε τἀπίλοιπ' ἄριστα·
συμμάχους δ' ἡμᾶς ἔχων εὔ-
νους ἐπίστασαι πάλαι.

ΑΛΛ. Καὶ μὴν ὁ Παφλαγὼν οὑτοσὶ προσέρχεται,
ὠθῶν κολόκυμα καὶ ταράττων καὶ κυκῶν,
ὡς δὴ καταπιόμενός με. μορμὼ τοῦ θράσους.
ΚΛ. εἰ μή σ' ἀπολέσαιμ', εἴ τι τῶν αὐτῶν ἐμοὶ
ψευδῶν ἐνείη, διαπέσοιμι πανταχῇ.
ΑΛΛ. ἥσθην ἀπειλαῖς, ἐγέλασα ψολοκομπίαις,
ἀπεπυδάρισα μόθωνα, περιεκόκκασα.
ΚΛ. οὔ τοι μὰ τὴν Δήμητρ' ἔτ', εἰ μή σ' ἐκφάγω
ἐκ τῆσδε τῆς γῆς, οὐδέποτε βιώσομαι.
ΑΛΛ. εἰ μὴ 'κφάγῃς; ἐγὼ δέ γ', εἰ μή σ' ἐκπίω,

ADNOTATIO CRITICA.

v. 684 *ηὗρε*] Dindorfius. — v. 695 pro *ἐνείη* scholiastam legisse *ἐφεῖο* et sic scribendum esse putavit Velsenus, vix recte. — v. 697 *περιεκόκκασα*] Dindorfius ex Photio. — v. 698 *Δήμητρ' ἔτ'*] Reisigius. *Δήμητρά γ'* Vels. in proecd. — v. 700 *'κφάγῃς μ'* e Bergkii coniectura Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **684** *ηὗρε*] *εὗρε* codd. ‖ v. **685** *μείζοσι*] *μείζουσι P* ‖ v. **686** *καὶ δόλοισι*] *δόλοισι καὶ* V^1 | *δόλοισι*] *δήλοισι M* ‖ v. **687** *ῥήμασίν θ'*] *ῥήμασίν τ'* (*ή* ex *ῆ* corr.) *R* *ῥήμασί θ' VΓΘAld* *ῥήμασι θ' APM* | *αἱμύλοις*] *Ald* *αἱμυλίοις* codd. ‖ v. **689** *ἄριστα*] ex *ἄριστ'α* corr. *R* *ἄρ' ἴστε A* | *συμμάχους*] *RM* *ξυμμάχους* reliqui | *ἡμᾶς ἔχων*] *ἔχων ἡμᾶς* $A\Gamma^1\Theta^1$ *ἔχων* om. *R* ‖ v. **690** *εὔνους ἐπίστασαι*] *ἐπίστασαι εὔνους ΑΓΘ* ‖ v. **691** *ΑΛΛ.*] om. *PM* ‖ v. **693** *καταπιόμενός*] *γρ. καταπινόμενος* superscr. V^2 | *μορμὼ*] *μορμῶν M* ‖ v. **695** *διαπέσοιμι*] *διπέσοιμι* Θ^1 ‖ *πανταχῇ*] *πανταχῆι RV* ‖ v. **696** *ΑΛΛ.*] om. *RM* | *ἥσθην*] *ἥισθην* lemm. schol. *V* *ἤσθην RP* ‖ v. **697** versui allantopolae nota praefixa est in *M* | post *μόθωνα* interpungit *R* post *ἀπεπυδάρισα* reliqui | *περιεκόκκασα*] *περιεκόκκαυσα R* *περιεκόκκυσα ΑΘPMAld* *περιεκόκυσα Γ* (*εκό* in ras. Γ^2) *περὶ ἐκόκκυσα V* ‖ v. **698** *ΚΛ.*] om. *R* | *τοι*] *τι* superscr. *M* | *Δήμητρ' ἔτ' εἰ*] *δήμητρά γ' εἰ R* *δήμητρ' ἐὰν VΑΓΘPAld* *δήμητραν ἐὰν M* ‖ v. **700** *ΑΛΛ.*] om.

κἂν ἐκροφήσας αὐτὸς ἐπιδιαρραγῶ.
ΚΛ. ἀπολῶ σε νὴ τὴν προεδρίαν τὴν ἐκ Πύλου.
ΑΛΛ. ἰδοὺ προεδρίαν· οἷον ὄψομαί σ' ἐγὼ
ἐκ τῆς προεδρίας ἔσχατον θεώμενον.
ΚΛ. ἐν τῷ ξύλῳ δήσω σε νὴ τὸν οὐρανόν.
ΑΛΛ. ὡς ὀξύθυμος. φέρε τί σοι δῶ καταφαγεῖν;
ἐπὶ τῷ φαγὼν ἥδοι' ἄν; ἐπὶ βαλλαντίῳ;
ΚΛ. ἐξαρπάσομαί σου τοῖς ὄνυξι τἄντερα.
ΑΛΛ. ἀπονυχιῶ σου τἀν πρυτανείῳ σιτία.
ΚΛ. ἕλξω σε πρὸς τὸν δῆμον, ἵνα δῷς μοι δίκην.
ΑΛΛ. κἀγὼ δέ σ' ἕλξω καὶ διαβαλῶ πλείονα.
ΚΛ. ἀλλ' ὦ πόνηρε, σοὶ μὲν οὐδὲν πείθεται,
ἐγὼ δ' ἐκείνου καταγελῶ γ' ὅσον θέλω.
ΑΛΛ. ὡς σφόδρα σὺ τὸν δῆμον σεαυτοῦ νενόμικας.
ΚΛ. ἐπίσταμαι γὰρ αὐτὸν οἷς ψωμίζεται.
ΑΛΛ. κᾆθ' ὥσπερ αἱ τίτθαι γε σιτίζεις κακῶς.

ADNOTATIO CRITICA.

v. 701 κἂν ἐκροφήσας] Bothius. — v. 707 φαγὼν ἥδοι'] Engerus. ἐπὶ τῷ φάγοις ἥδιστά μ'; vel ἐπὶ τῷ φάγοις μ' ἥδιστ' ἄν; O. Schneiderus. ἔμ' ἴσως φάγοις ἥδιστ' ἂν ἐπὶ β. Kaehlerus. — v. 709 an τἀκ πρυτανείου? unguibus extorquebo tibi quae in prytaneo comedisti. — v. 711 ἕλξω διαβαλῶν γε Vels. in proecd. κἀγὼ δέ σ' ἄρα καὶ διαβαλῶ γε G. Hermannus. κἀγὼ δέ σέ γε καὶ διαβαλῶ γε Sauppius. κἀγὼ δέ σ' ἑλῶ καὶ διαβαλῶ γε vel κἀγὼ δέ σ' ἕλκων διαβαλῶ γε Bergkius. — v. 712 ὦ πονηρέ Vels. in proecd. — v. 713 ὅσ' ἂν ἐθέλω Bachmannus.

SCRIPTURAE DISCREPANTIA.

RM | εἰ μή (ex μὴ corr.) κ'φάγης *R* ἢν μὴ 'κφάγης ceteri | δέ γ' εἰ μή σ' ἐκπίω] *R* δέ σ' (σε *ΑΘ*) ἢν μὴ 'κπίω reliqui ‖ v. **701** κἂν ἐκροφήσας] κἀπεκροφήσας libri (ras. supra ε *V* κἀπεκρόφησας *Γ*) ἐπιδιαρραγῶ] ἐπεὶ (ἐπὶ *Θ*) διαρραγῶ *ΑΘP* ‖ v. **702** ΚΛ.] om. *M* v. **703** ΑΛΛ.] om. *M* | προεδρίαν] προσεδρίαν *Θ* ‖ v. **704** προεδρίας] προσεδρίας *Θ* ‖ v. **705** ΚΛ.] om. *M* ‖ v. **706** ΑΛΛ.] om. *M* | δῶ] δοκῶ *V* ‖ v. **707** τῷ] τὼ *ΑΓΘ*^{1} | φαγὼν ἥδοι' ἄν] φάγοις (φάγης *Γ*^{1}*Θ*) ἥδιστ' ἄν codd. | βαλλαντίῳ] βαλαντίῳ *AM* ‖ v. **708** ΚΛ.] om. *RM* | ἐξαρπάσομαί] ex ἁρπάσομαί corr. *A* ‖ v **709** ΑΛΛ.] om. *RM* πρυτανείῳ] πρυτανίωι *R* ‖ v. **710** ΚΛ.] om. *RM* ‖ v. **711** ΑΛΛ.] om. *RM* | καὶ διαβαλῶ] *RΓ*^{1} καὶ διαβαλῶ γε reliqui καὶ διαβαλὼν lemm. schol. *M* ‖ v. **712** ΚΛ.] om. *R* ‖ v. **714** ΑΛΛ.] — *RM* | σεαυτοῦ] σαυτοῦ *M* ‖ v. **715** ΚΛ.] — *M* om *R* ‖ v. **716** ΑΛΛ.] — *M* om. *R* | κᾆθ' ὥσπερ] καθῶσπερ *R* καθώσπερ *ΑΘPAldSu* (v. τίτθαι) | τίτθαι γε] τῖτθαί γε ex τίτθαί γε corr. *A*

μασώμενος γὰρ τῷ μὲν ὀλίγον ἐντιθεῖς,
αὐτὸς δ' ἐκείνου τριπλάσιον κατέσπακας.
ΚΛ. καὶ νὴ Δί' ὑπό γε δεξιότητος τῆς ἐμῆς
δύναμαι ποιεῖν τὸν δῆμον εὐρὺν καὶ στενόν.
ΑΛΛ. χὠ πρωκτὸς οὑμὸς τουτογὶ σοφίζεται.
ΚΛ. οὐκ, ὦγάθ', ἐν βουλῇ με † δόξεις καθυβρίσαι.
ἴωμεν εἰς τὸν δῆμον. *ΑΛΛ.* οὐδὲν κωλύει,
ἰδού. βάδιζε, μηδὲν ἡμᾶς ἰσχέτω.

ΚΛ. Ὦ Δῆμε, δεῦρ' ἔξελθε. *ΑΛΛ.* νὴ Δί', ὦ πάτερ,
ἔξελθε δῆτ', ὦ Δημίδιον ὦ φίλτατον.
ΚΛ. ἔξελθ', ἵν' † εἰδῇς οἷα περιυβρίζομαι.

ADNOTATIO CRITICA.

v. 717 *ἐντίθῃς* Vels. in proecd. — v. 722 *δόξεις* apte explicari non potest. *δόξας* Lentingius, virgula post *καθυβρίσαι*, signo interrogationis post *εἰς τὸν δῆμον* posito. mihi quoque pro *δόξεις* reponendum videtur *δόξας*, sed post v. 722 unum versum excidisse putaverim, quo sententia hunc fere in modum expleretur: *οὐκ ὦγάθ', ἐν βουλῇ με δόξας καθυβρίσαι Προῖκ', ἔν γε δήμῳ τοῦτο νικήσεις ποιῶν. Ἴωμεν εἰς τ. δ.* — *μ' ἔθ' ἕξεις* Herwerdenus. — v. 723 *ὡς τὸν Δῆμον* Meinekium secutus Vels. in proecd. — *κωλύει, ἰδού.*] sic interpungi iussit Vahlenus. — v. 726 *ὦ φίλτατον*] Elmsleius. *ὦ φίλτατε* e Cobeti coni. Velsenus in proecd. Cleonem rursus loqui incipientem faciunt verbis *ὦ Δημίδιον* Reiskius, *ὦ φίλτατε* Cobetus, quem secutus est Vels. *ὦ δημακίδιον φίλτατον* Bentleius, *δῆτα δημίδιον ὦ φίλτατον* Brunckius. — v. 727 *ἵν' εἰδῇς* recte se habere ut

---

SCRIPTURAE DISCREPANTIA.

v. **717** *μασώμενος*] *μασσώμενος* *Γ* | *τῷ μὲν*] *τὸ μὲν* $RVA\Gamma^1\Theta^1$ | *ἐντιθεῖς*] ex *ἐντιθείς* corr. *R* *ἐντιθεὶς* $V^2\Theta$ *ἐντιθείς·* *M* *ἐντίθῃς* *A* ‖ v. **718** *κατέσπακας*] litt. *έσπακας* in ras. *A* σ ante *π* in ras. V^2 ‖ v. **719** *ΚΛ.*] — *RM* ‖ v. **720** ante versum est — *R* *δύναμαι*] *αι* in. ras. V^2 | *ποιεῖν*] *ποεῖν* *RVMAld* ‖ v. **721** *ΑΛΛ.*] — *RM* | *τουτογὶ*] $R\Gamma^2$ *τοῦτογὶ* V^1 *τουτοὶ* $A\Gamma^1\Theta P$ *τουτοῖ* V^2 *Ald* *τοῦτο γε* *M* *τουτίγε* *Su* (v. *πρωκτὸς λουτροῦ*) ‖ v. **722** *ΚΛ.*] om. *RM* | *οὐκ*] *οὔκ'* *RP* *οὔκ* *VAΓΘAld* ‖ v. **723** *εἰς*] *ἐς* *RM* | *ΑΛΛ.*] *VPAld* in ras. *Γ* supra lin. adscr. *Θ* om. *A* om. spatio relicto *M* om. et a voce *οὐδὲν* novum versum incipit *R* ‖ v. **724** ante versum est nota allantopolae *A* | *ἰδού.*] *ἰδοῦ* V^1 *ἰδοὺ* reliqui ‖ v. **725** *ΚΛ.*] — *M* om. *R* | *ὦ Δῆμε, δεῦρ'*] *δεῦρ' ὦ δῆμ'* $A\Gamma^1\Theta$ | *δεῦρ'*] ex *δεῦρο* corr. *M* | *ΑΛΛ.*] sic *P* om. reliqui | a voce *νὴ δί'*] *R* novum versum incipit ‖ v. **726** ante versum est — *RM* allantopolae nota *VAΓAld* | *ὦ φίλτατον*] *ὦ* om. codd. ‖ versus **727** hoc loco est in *RM* post v. 729 legitur in reliquis | *ΚΛ.*] sic *AΘAld* om. reliqui | *ἵν' εἰδῇς*] *ἵναΐδης* *R* | *οἷα περιυβρίζομαι*] *οἷαπερ* (*οἷάπερ* $V^2\Gamma\Theta$) *ὑβρίζομαι* codd. *οἷάπερ γ' ὑβρίζομαι* *Ald* ‖

ΔΗΜΟΣ

τίνες οἱ βοῶντες; οὐκ ἄπιτ' ἀπὸ τῆς θύρας;
τὴν εἰρεσιώνην μου κατεσπαράξατε.
τίς, ὦ Παφλαγών, ἀδικεῖ σε; ΚΛ. διὰ σὲ τύπτομαι
ὑπὸ τουτουὶ καὶ τῶν νεανίσκων. ΔΗΜ. τιή;
ΚΛ. ὁτιὴ φιλῶ σ', ὦ Δῆμ', ἐραστής τ' εἰμὶ σός.
ΔΗΜ. σὺ δ' εἶ τίς ἐτεόν; ΑΛΛ. ἀντεραστὴς τουτουί,
ἐρῶν πάλαι σου, βουλόμενός τέ σ' εὖ ποιεῖν,
ἄλλοι τε πολλοὶ καὶ καλοί τε κἀγαθοί.
ἀλλ' οὐχ οἷοί τ' ἐσμὲν διὰ τουτονί. σὺ γὰρ
ὅμοιος εἶ τοῖς παισὶ τοῖς ἐρωμένοις·
τοὺς μὲν καλούς τε κἀγαθοὺς οὐ προσδέχει,
σαυτὸν δὲ λυχνοπώλαισι καὶ νευρορράφοις
καὶ σκυτοτόμοις καὶ βυρσοπώλαισιν δίδως.

ADNOTATIO CRITICA.

putem, a me impetrare non possum. Correctum videtur ex Ravennatis lectione *ἵνα ἴδῃς*, quam glossam esse crediderim pro eo quod scripsit Aristophanes, fort. *ἵν' ἀθρήσῃς* vel *ἀθρήσων*, illatam. — *περιυβρίζομαι*] Elmsleius. — v. 728 *ἐκτὸς τῆς θύρας* Bothium secutus Vels. in proecd. — *οὐκ ἄπιτ'; οὐκ ἀπὸ τ. θ.* Elmsleius. — v. 729 *κατασπαράξετε* Cobetus. *τήν τ' εἰρ. μὴ κατασπαράξετε;* Herwerdenus. — v. 735 *καὶ καλοί γε κἀγαθοί* Lentingius. — v. 737 ut spurium notat Wilamowitzius. — v. 740 *βυρσοπώλαις ἐπιδίδως* Cobetus.

SCRIPTURAE DISCREPANTIA.

v. **728** *ΔΗΜΟΣ*] — *M* | *ἀπὸ τῆς θύρας*] *ἐκ τῆς θύρας RM* ‖ v. **729** *τὴν*] *τίνες M* ‖ v. **730** ante versum est nota Demi *VAΘAld* | *ὦ*] *ὁ AΘ* | *Παφλαγών*] $\overset{\text{γὸν}}{\text{παφλαγὼν}}$ *M* | *ΚΛ.*] — *M* om. spat. rel. *R* ‖ v. **731** *ΔΗΜ.*] — *M* om. spat. rel. *R* | *τιή*] *τίή RV τίη M τιὴ ΘAld τηί P* ‖ v. **732** *ΚΛ.*] om. *M* | *Δῆμ'*] *δῆμε AΘ* | *τ'*] om. *AΓΘM* ‖ v. **733** *ΔΗΜ.*] om. *M* | *τουτουί*] *καὶ τουτουὶ AΘ* ‖ v. **734** *σου*] *σοῦ· V* | *ποιεῖν*] *ποεῖν* $Γ^1$ *ποεῖν* ex *ποιεῖν* corr. *AΘM* ‖ v. **735** *καὶ*] om. *M* ‖ v. **736** *οἷοί τ'*] *οἷοί τε A οἷοι τ' M οἷτ' R* | *οἷοί τ' ἐσμὲν*] *οἷτε μὲν P* ‖ v. **738** *προσδέχει*] *πρὸσδέχῃ AΓM προσδέχῃ VΘ* ‖ vv. **739** et **740** in unum versum contracti in *P* sic leguntur: *σαυτὸν δὲ λυχνοπώλησι δίδως* ‖ v. **739** *λυχνοπώλαισι*] *λυχνοπώλησι V*(et lemm. sch. *V*)*A*$Θ^2$ *λυχνοπώλῃσι ΓAld* | *νευρορράφοις* corr. ex *νευρορράφαις R* ‖ v. **740** *σκυτοτόμοις*] *σκυτοτόμοισι ΓΘ σκυτοτόμησι A* | *βυρσοπώλαισιν*] sic *RP βυρσοπώλαισι M βυρσοπώλησι VAΘ βυρσοπώλῃσι Γ βυρσοπώλῃσιν Ald* | *δίδως*] corr ex *δίδω A δίδωις V*

ΚΛ. εὖ γὰρ ποιῶ τὸν δῆμον. ΑΛΛ. εἰπέ μοι, τί δρῶν;
ΚΛ. ὅ τι; τὸν στρατηγὸν ὑποδραμὼν τοὺς ἐκ Πύλου,
πλεύσας ἐκεῖσε, τοὺς Λάκωνας ἤγαγον.
ΑΛΛ. ἐγὼ δὲ περιπατῶν γ' ἀπ' ἐργαστηρίου
ἕψοντος ἑτέρου τὴν χύτραν ὑφειλόμην.
ΚΛ. καὶ μὴν ποιήσας αὐτίκα μάλ' ἐκκλησίαν,
ὦ Δῆμ', ἵν' εἰδῇς ὁπότερος νῷν ἐστί σοι
εὐνούστερος, διάκρινον, ἵνα τοῦτον φιλῇς.
ΑΛΛ. ναὶ ναὶ διάκρινον δῆτα, πλὴν μὴ 'ν τῇ πυκνί.
ΔΗΜ. οὐκ ἂν καθιζοίμην ἐν ἄλλῳ χωρίῳ.
ἀλλ' εἰς τὸ πρόσθε. χρὴ παρεῖν' εἰς τὴν πύκνα.
ΑΛΛ. οἴμοι κακοδαίμων, ὡς ἀπόλωλ'. ὁ γὰρ γέρων

ADNOTATIO CRITICA.

v. 742 ὅ τι;] Elmsleius. — τὸν στρατηγὸν ὑποδραμὼν τοὺς ἐκ Πύλου] Sauppius. Ante hunc multi locum frustra tentaverunt: τὸν στρατηγὸν ὑπεκδραμὼν τὸν Vels. in proecd. τὸν στρατηγὸν ὑποδραμὼν τὸν ἐν Πύλῳ Blaydesius. τῶν στρατηγῶν ὑποδραμὼν τοὺς ἐκ Π. Bentleius. τῶν στρατηγῶν ὑποδραμόντων ἐκ Π. Meinekius. τῶν στρατηγῶν ἀποδραμόντων ἐκ Π. C. F. Hermannus. τῶν στρατηγῶν ὑποτρεμόντων ἐκ Π. Kockius. — v. 747 ὦ Δημίδιον, εἶθ' ὁπότερος Herwerdenus. — v. 748 διάκρινον, ἣν τοῦτον φιλῇς Reifferscheidius. — v. 751 πρόσθε.] Meinekius. — χρῆν idem. — ὡς τὸ πρόσθε χρὴ Casaubonum secutus Vels. in proecd. ἀλλ' ἐς τὸ πρόσθε χρὴ παριέν' ἐς τ. π. Herwerdenus.

SCRIPTURAE DISCREPANTIA.

v. **741** ΚΛ.] om. M | ποιῶ] PAld ποῶ ceteri | μοι] μοι νῦν RM νῦν ceteri ‖ v. **742** ΚΛ.] — M om. R | ὅ τι;] ὅτι interrog. signo omisso codd. | τὸν στρατηγὸν] Γ^{2}Ald τῶν στρατηγῶν reliqui | ὑποδραμὼν] ὑπεκδραμὼν ΑΓ^{2}ΘPMAld | τοὺς] τὸν Γ^{2}Ald τῶν reliqui ‖ v. **744** ΑΛΛ.] om. M | δὲ] om. V ‖ v. **745** ἕψοντος] om. spat. rel. P ἑψόντος R | ὑφειλόμην] ὑφελόμην ΑΓ^{2}Θ ‖ v. **746** ΚΛ.] om. RMP | ποιήσας] ποήσας ΑΓΘ | μάλ'] μᾶλ' V μᾶλλ' Γ ‖ v. **747** εἰδῇς] ante δ expunctum, deinde erasum δεῖ R (voluerat scribere εἰδεῖς) | νῷν] νῶν RV^{1}Γ^{2}M νῶϊν V^{2}ΑΓ^1 νῶιν Θ^{1}Ald ‖ v. **748** εὐνούστερος] εὐνούστερον Θ | ἵνα τοῦτον] RM ἵν' ἐκεῖνον reliqui ‖ v. **749** ΑΛΛ.] om. RP in ras. Γ — M | μὴ 'ν] μὴν RM $\overset{’ν}{\text{μὴ}}$ Α μὴν' Γ μὴν Θ | πυκνί] πυκνῆι R πνυκί reliqui ‖ v. **750** ΔΗΜ.] om. M ‖ v. **751** εἰς] ἐς RM | πρόσθε. χρὴ] πρόσθε χρὴ RM πρόσθεν χρὴ Α πρόσθε χρῆν ΓAld πρόσθ' (πρόςσθ' P) ἐχρῆν VΘP | παρεῖν' εἰς] Ald παρεῖν' ες R παρεῖναι γ' ἐς M παρεῖναι εἰς (ἐς Γ) ceteri | πύκνα] R πνύκα ceteri ‖ v. **752** ΑΛΛ.] κλε. R κλ P om. M

οἴκοι μὲν ἀνδρῶν ἐστι δεξιώτατος,
ὅταν δ' ἐπὶ ταυτησὶ καθῆται τῆς πέτρας,
κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας.

ΧΟ. Νῦν δή σε πάντα δεῖ κάλων ἐξιέναι σεαυτοῦ
καὶ λῆμα θούριον φορεῖν καὶ λόγους ἀφύκτους,
ὅτοισι τόνδ' ὑπερβαλεῖ. ποικίλος γὰρ ἀνὴρ
κἀκ τῶν ἀμηχάνων πόρους εὐμήχανος πορίζειν.
πρὸς ταῦθ' ὅπως ἔξει πολὺς καὶ λαμπρὸς ἐπὶ τὸν ἄνδρα.
ἀλλὰ φυλάττου, καὶ πρὶν ἐκεῖνον προσκεῖσθαί σοι, πρότερον σὺ
τοὺς δελφῖνας μετεωρίζου καὶ τὴν ἄκατον παραβάλλου.

ΚΛ. τῇ μὲν δεσποίνῃ Ἀθηναίῃ, τῇ τῆς πόλεως μεδεούσῃ,
εὔχομαι, εἰ μὲν περὶ τὸν δῆμον τὸν Ἀθηναίων γεγένημαι

ADNOTATIO CRITICA.

v. 754 *καθῆται*] Bekkerus. — v. 755 *ἐμποδίζων* non legisse videtur Aristarchus. an *ἐνστομίζων?* — *συμποδίζων* Poekelius. — v. 758 *ἀνὴρ*] Dawesius. — v. 759 *εὐμήχανος πορίζειν*] restituit Bentleius. — v. 760 *ἐπὶ*] Cobetus. — v. 761 *προσικέσθαι σου* Vels. in proecd. *προϊκέσθαι σου* M. Schmidtius. — v. 763 *Ἀθηναίᾳ* Vels. in proecd. — v. 764 fortasse et in hoc versu et in versu 832 scribendum esse *τὸν Δῆμον τονδὶ πάντων* coni. Vels.

SCRIPTURAE DISCREPANTIA.

v. **753** *δεξιώτατος*] *δεξιώτερος* $A\Gamma^1\Theta$ ‖ v. **754** *καθῆται*] *καθηται* V^1 *κάθηται* reliqui ‖ v. **755** *κέχηνεν*] *κέχηινεν* *V* ‖ v. **756** *ΧΟ.*] om. *M* *ΣΤΡΟΦΗ'* *Ald* | *δή*] *δῆ* *R* *δεῖ* $\Gamma^1\Theta P$ *Ald Su* (v. *νῦν*) | *δεῖ*] *δὴ* *RΑΘ Ald Su* om. *P* | *κάλων*] *κλάων* *P* | *σεαυτοῦ*] *σαυτοῦ* *M* ‖ v. **757** *λῆμα*] *λῆμμα* V^2 | *θούριον*] ex *θούρειον* corr. *A* ‖ v. **758** *ἀνὴρ*] *ἀνήρ* *M* *ἀνὴρ* reliqui ‖ v. **759** *τῶν*] *τᾶν* *Γ* | *εὐμήχανος πορίζειν*] *εὐμηχάνους πορίζων* codd. (et *Su* l. l.) ‖ v. **760** *ἔξει*] *ἕξει* $V^2 A\Gamma\Theta M$ *ἕσει* *Ald* | *ἐπὶ*] *ἐς* codd. ‖ v. **761** *προσκεῖσθαί σοι*] *ΓΡ Ald* *προκεῖσθαί σοι* *VΑΘ* *προκεῖσθαι σοι* *M* *προσικεσθαί σου* *R* *προσικέσθαι σου* *Su* (v. *δελφίς*) | *πρότερον*] *R Su* *πρότερος* ceteri | *σὺ* om. *R* ‖ v. **762** *δελφῖνας*] *δελφίνας* *RΓ* | *παραβάλλου*] *παραβαλοῦ* $A\Gamma^1\Theta P$ *παραβάλου* Γ^2 *παράβαλε* *M* γρ. *παράβαλλε* Γ^2 *περιβάλλου* lemm. schol. *V* ‖ v. **763** *ΚΛ.*] om. *PM* | *Ἀθηναίῃ*] *ἀθηναίᾳ* *VM* | *πόλεως*] *πόληος* *Θ* | *μεδεούσῃ*] *μεδούσῃ* *M* ‖ v. **764** *μὲν*] om. $A\Gamma^1\Theta$ | *τὸν δῆμον*] *τῶν δῆμον* *R* | *τὸν Ἀθηναίων*] sic *Ald* *τῶν ἀθηναίων* codd.

βέλτιστος ἀνὴρ μετὰ Λυσικλέα καὶ Κύνναν καὶ Σαλαβακχώ,
ὥσπερ νυνὶ μηδὲν δράσας δειπνεῖν ἐν τῷ πρυτανείῳ·
εἰ δέ σε μισῶ καὶ μὴ περὶ σοῦ μάχομαι μόνος ἀμφιβεβηκώς,
ἀπολοίμην καὶ διαπρισθείην κατατμηθείην τε λέπαδνα.
ΑΛΛ. κἄγωγ’, ὦ Δῆμ’, εἰ μή σε φιλῶ καὶ μὴ στέργω, κατατμηθεὶς
ἑψοίμην ἐν περικομματίοις· κεἰ μὴ τούτοισι πέποιθας,
ἐπὶ ταυτησὶ κατακνησθείην ἐν μυττωτῷ μετὰ τυροῦ
καὶ τῇ κρεάγρᾳ τῶν ὀρχιπέδων ἑλκοίμην εἰς Κεραμεικόν.
ΚΛ. καὶ πῶς ἂν ἐμοῦ μᾶλλόν σε φιλῶν, ὦ Δῆμε, γένοιτο πολίτης;
ὃς πρῶτα μέν, ἡνίκ’ ἐβούλευον, σοὶ χρήματα πλεῖστ’ ἀπέδειξα
ἐν τῷ κοινῷ, τοὺς μὲν στρεβλῶν, τοὺς δ’ ἄγχων, τοὺς δὲ μεταιτῶν,
οὐ φροντίζων τῶν ἰδιωτῶν οὐδενός, εἰ σοὶ χαριοίμην.
ΑΛΛ. τοῦτο μέν, ὦ Δῆμ’, οὐδὲν σεμνόν· κἀγὼ γὰρ τοῦτό σε δράσω.

ADNOTATIO CRITICA

v. 765 *Σαλαβακχώ*] scholium ad Pac. v. 755. — v. 767 *ἀμφιβεβηκώς*] Dawesius. — v. 772 *ἐς* Vels. in proecd. — v. 774 *ἐβούλευον, σοὶ*] Kockius. — v. 777 *ταὐτό* e coniectura scripserat Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **765** *Κύνναν*] *κύναν ΑΓΘ κύνᾱν P* | *Σαλαβακχώ*] *σαλαβάκχωι R σαλαβάκχαν* ceteri (*σαλᾱβακχαν P*) ‖ v. **766** *νυνὶ*] ex *νῦν* corr. *Θ* ‖ v. **767** *μὴ*] om. $Α Θ^1$ | *περὶ*] litt. *ερὶ* in ras $Γ^2$ | *μάχομαι*] *μαχοῦμαι* lemm. schol. *V* | *μόνος* del. $Γ^2$ *μόνως P* | *ἀμφιβεβηκώς*] *ἀντιβεβηκώς* $Γ^1$ *ἀντιβεβηκὼς* ex *ἀντιβεκηκὼς* corr. *R* *ἀντιβεβληκὼς ΑVΘPAld ἀντικεκληκὼς M ἀντιβεβλημένος* $Γ^2$ ‖ v. **768** *διαπρισθείην*] *διπρισθείην P* | *κατατμηθείην*] *RM διατμηθείην ΑΓΘ Ald διὰ τμηθείην V διαπληθείην P* ‖ v. **769** *ΑΛΛ.*] om. *M* v. **770** *κεἰ μὴ*] *κεὶ μὴ* ex *κομὴ* corr. *Θ* | *τούτοισι*] *τούτοις V* (sed *τούτοισι* lemm. schol. *V*) ‖ v. **771** *κατακνησθείην*] *καταμνησθείην* $Α Θ^1$ | *μυττωτῷ*] *ττω* in ras. $Γ^2$ ‖ v. **772** *εσ* ante *ἑλκοίμην* scripserat, sed del. *R* | *εἰς*] *V ἐς* reliqui ‖ v. **773** *ΚΛ.*] om. *M* | *μᾶλλόν σε*] *μάλιστα* $Θ^1$ | *φιλῶν*] *φιλῶ P* ‖ v. **774** *ἐβούλευον, σοὶ*] *ἐβούλευόν σοι* codd. ‖ v. **776** *εἰ σοὶ*] *εἴ σοι RVΑ* | *χαριοίμην*] *R χαριζοίμην* ceteri ‖ v. **777** *ΑΛΛ.*] om. *M*

ἁρπάζων γὰρ τοὺς ἄρτους σοι τοὺς ἀλλοτρίους παραθήσω.
ὡς δ' οὐχὶ φιλεῖ σ' οὐδ' ἔστ' εὔνους, τοῦτ' αὐτό σε πρῶτα διδάξω,
ἀλλ' ἢ διὰ τοῦτ' αὔθ' ὁτιή σου τῆς ἀνθρακιᾶς ἀπολαύει.
σὲ γάρ, ὃς Μήδοισι διεξιφίσω περὶ τῆς χώρας Μαραθῶνι,
καὶ νικήσας ἡμῖν μεγάλως ἐγγλωττοτυπεῖν παρέδωκας,
ἐπὶ ταῖσι πέτραις οὐ φροντίζει σκληρῶς σε καθήμενον οὕτως,
οὐχ ὥσπερ ἐγὼ ῥαψάμενός σοι τουτὶ φέρω. ἀλλ' ἐπαναίρου,
κᾆτα καθίζου μαλακῶς, ἵνα μὴ τρίβῃς τὴν ἐν Σαλαμῖνι.
ΔΗΜ. ἄνθρωπε, τίς εἶ; μῶν ἔγγονος εἶ τῶν Ἁρμοδίου τις ἐκείνων;
τοῦτό γέ τοί σου τοὔργον ἀληθῶς γενναῖον καὶ φιλόδημον.

ADNOTATIO CRITICA.

v. 781 *ἐν* delevit Bentleius. — v. 783 *ταῖσι*] Brunckius. *ταῖσδε* Lentingium secutus Vels. in proecd. — v. 786 „nescio, an scribendum sit: *μῶν ἔγγονος εἶ τῶν Ἁρμοδίων τις ἐκείνων*; ad quod ducere videtur scholium: *Μὴ τὸ γένος, φησί, κατάγεις ἀπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος κ. τ. λ.*“ Vels. in proecd. *Ἁρμοδίων* in textum recepit Blaydesius. — v. 785 *τρίβῃς ἔτι τὴν Σαλαμῖνι* Naberus. — v. 787 sic restituit Porsonus probabiliter. Alii aliter locum constituere conati sunt, velut *τοῦτό γέ τοὔστιν τοὔργον ἀληθῶς* Bergkius, *τοῦτό γέ τοὔστιν ἀληθῶς τοὔργον* Ribbeckius, *τοῦτό γέ τοί σου ἀληθῶς τοὔργον* Kockius.

SCRIPTURAE DISCREPANTIA.

v. **778** *σοι*] *σοὶ R V* om. *M* | *παραθήσω*] *σοι παραθήσω M* v. **779** *φιλεῖ σ' οὐδ'*] *φιλεῖ σε οὐδ' R M* *φιλεῖς οὐδ' V A* ‖ v. **780** *ἢ*] *ἢ* V* (fuit *ἢι* ut vid.) | *τοῦτ'*] *τοῦ γ'* V^1 | *αὔθ'*] *αὖ* V^1 *θ* supra lin. adi. V^2 | *ἀνθρακιᾶς*] *ἀνθρακίας A* lemm. schol. *V* ‖ v. **781** *ὃς*] litt. *ὃ* in ras. Γ^2 *ὡς A Θ* | *Μαραθῶνι*] *ἐν μαραθῶνι* codd. ‖ v. **782** *ἐγγλωττοτυπεῖν*] *ἐνγλωττοτυπεῖν R* *ἐγγλωτοτυπεῖν V* *ἐγλωττοτυπεῖν P* *εὐγλωττοποιεῖν* $A\Gamma^1\Theta$ *γρ. τυπεῖν* superscr. Γ^2 ‖ v. **783** *ταῖσι*] *ταῖς* codd. (et *Su* v. *Σαλαμῖνος*) | *φροντίζει*] *φροντίζεις* $V^2A\Gamma^1\Theta M$ | *σκληρῶς σε καθήμενον*] *σε* om. V^1 *Su* l. l. del. Γ^2 ‖ v. **784** *ἐπαναίρου*] *ἐπανείρου A* *ἐπανέρου M* ‖ v. **785** *τρίβῃς*] *τριβῆς V A Γ Θ* *τριβῇς Ald* | *τὴν*] *τῶν M* ‖ v. **786** *ΔΗΜ.*] om. *M* | *ἔγγονος*] *ἔκγονος P M Ald* | *Ἁρμοδίου*] *ἁρμονίου M* | *τις*] *τινὸς P* ‖ v. **787** *τοί*] *τοι R* om. reliqui | *σου τοὔργον ἀληθῶς*] *σ' ἀληθῶς αὐτουργον R* ‖

ΚΛ. ὡς ἀπὸ μικρῶν εὔνους αὐτῷ θωπευματίων γεγένησαι.
ΑΛΛ. καὶ σὺ γὰρ αὐτὸν πολὺ μικροτέροις τούτων δελεάσμασιν εἷλες.
ΚΛ. καὶ μὴν εἴ πού τις ἀνὴρ ἐφάνη τῷ δήμῳ μᾶλλον ἀμύνων
ἢ μᾶλλον ἐμοῦ σε φιλῶν, ἐθέλω περὶ τῆς κεφαλῆς περιδόσθαι.
ΑΛΛ. καὶ πῶς σὺ φιλεῖς, ὃς τοῦτον ὁρῶν οἰκοῦντ' ἐν ταῖς πιθάκναισι
καὶ γυπαρίοις καὶ πυργιδίοις ἔτος ὄγδοον οὐκ ἐλεαίρεις,
ἀλλὰ καθείρξας αὐτὸν βλίττεις; Ἀρχεπτολέμου δὲ φέροντος
τὴν εἰρήνην ἐξεσκέδασας, τὰς πρεσβείας τ' ἀπελαύνεις
ἐκ τῆς πόλεως ῥαθαπυγίζων, αἳ τὰς σπονδὰς προκαλοῦνται.
ΚΛ. ἵνα γ' Ἑλλήνων ἄρξῃ πάντων. ἔστι γὰρ ἐν τοῖς λογίοισιν

ADNOTATIO CRITICA.

v. 790 *εἰ πώποτ' ἀνὴρ* Cobetus. *εἴ τοί τις ἀνὴρ* F. W. Schmidtius. — v. 792 *φιδάκναισι* Brunckium secutus Vels. in proecd. — *καὶ πῶς τοῦτον σὺ φιλεῖς, ὃς ὁρῶν οἰκοῦντα μὲν ἐν πιθάκναισι* Elmsleius. *ὅς γ' αὐτὸν ὁρῶν οἰκοῦντ'* vel *ὅστις γ' οἰκοῦντ' αὐτὸν ὁρῶν ἐν φιδάκναισι* Blaydesius.

SCRIPTURAE DISCREPANTIA.

v. **788** *ΚΛ.*] om. *M* | *μικρῶν*] *RMAld* *σμικρῶν* reliqui | *θωπευματίων*] *θωπεύματι* *ΑΘ*^{1} | *γεγένησαι*] *γεγένησε·* *R* ‖ v. **789** *ΑΛΛ.*] om *M* | *μικροτέροις τούτων*] *τούτων μικροτέροις* *Θ* | *τούτων*] *τοῦτον* *RA* | *δελεάσμασιν εἷλες*] *AAld* *δελεάσμασι συνεῖλες* reliqui (*συνεῖλες* om. *P*) ‖ v. **790** *ΚΛ.*] om. *RM* | *ἀμύνων*] *ἀμείνων* *RM* ‖ v. **791** *περιδόσθαι*] ex *περιδῶσθαι* corr. *R* ‖ v. **792** *ΑΛΛ.*] om. *RM* | *σὺ*] *οὐ* *M* | *ὃς*] om. *RM* | *τοῦτον ὁρῶν οἰκοῦντ' ἐν*] *ὁρῶν οἰκοῦντα τοῦτον ἐν* *RM* | *ταῖς*] *ταῖσι* *VΓPAld* | verba a *φιλεῖς* usque ad *ταῖσι* in rasura picta sunt a *Γ*^{2} | *πιθάκναισι*] *πιθνάκναισι* *Θ*^{1} | *οἰκοῦντα τοῦτον ἐν πιθάκναις* *Su* (v. *γυπαρίοις*) v. **793** *γυπαρίοις*] *γυπρίοις* *A* ‖ v. **794** *καθείρξας*] litt. *θ* in ras. *Γ* | *βλίττεις*] *βλίττοις* *P* | *Ἀρχεπτολέμου*] *ἀρχεπολέμου* *P* ‖ v. **795** *πρεσβείας τ'*] *πρεσβείας τὲ* *Γ* *πρεσβείας τε* *Θ* ‖ v. **796** *ῥαθαπυγίζων*] *ῥοθοπυγίζων* *Su* idem legit scholiasta ‖ v. **797** *ΚΛ.*] ras. del. *V* om. *RM* | *ἄρξῃ*] *ἄρξει* *P* | *ἄρξῃ πάντων*] *παντων ἄρξηι* *R* | *ἔστι*] *ἔστιν* *ΑΓ* | *λογίοισιν*] *λογίοισι* *RM*

ὡς τοῦτον δεῖ ποτ᾽ ἐν Ἀρκαδίᾳ πεντωβόλου ἡλιάσασθαι,
ἢν ἀναμείνῃ· πάντως δ᾽ αὐτὸν θρέψω ᾽γὼ καὶ θεραπεύσω,
ἐξευρίσκων εὖ καὶ μιαρῶς ὁπόθεν τὸ τριώβολον ἕξει.
ΑΛΛ. οὐχ ἵνα γ᾽ ἄρξῃ μὰ Δί᾽ Ἀρκαδίας προνοούμενος, ἀλλ᾽ ἵνα μᾶλλον 801
σὺ μὲν ἁρπάζῃς καὶ δωροδοκῇς παρὰ τῶν πόλεων, ὁ δὲ δῆμος
ὑπὸ τοῦ πολέμου καὶ τῆς ὁμίχλης ἃ πανουργεῖς μὴ καθορᾷ σου,
ἀλλ᾽ ὑπ᾽ ἀνάγκης ἅμα καὶ χρείας καὶ μισθοῦ πρὸς σὲ κεχήνῃ.
εἰ δέ ποτ᾽ εἰς ἀγρὸν οὗτος ἀπελθὼν εἰρηναῖος διατρίψῃ, 805
καὶ χῖδρα φαγὼν ἀναθαρρήσῃ καὶ στεμφύλῳ εἰς λόγον ἔλθῃ,
γνώσεται οἵων ἀγαθῶν αὐτὸν τῇ μισθοφορᾷ παρεκόπτου·

ADNOTATIO CRITICA.

v. 798 *πεντωβόλου*] Kusterus. — v. 802 *ἁρπάζῃς*] Brunckius. — v. 804 *χρείας τοῦ μισθοῦ* Cobetus. — v. 805 *ἢν δὲ* Dobraeus. — *διατρίψει* Vels. in proecd. — v. 806 *χῖδρα*] Dindorfius. — *ἀναθαρρήσει* et *ἐλθὼν* ex Hirschigii coniectura Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **798** *δεῖ*] *δῆ R δή ΑΘΡ* | *πεντωβόλου*] *πεντώβολον* codd. (et *Su*) | *ἡλιάσασθαι*] *ἡλίσασθαι Γ*, sed σ in ras. et superscr. *γρ. καὶ ἡλιάσασθαι* Γ^2 ‖ v. **799** *ἀναμείνῃ*] litt. *ειν* in ras. *Γ* | *θρέψω ᾽γὼ*] *θρέψ᾽ ἐγὼ ΑΓΘ* ‖ v. **800** *εὖ καὶ μιαρῶς*] *εὖ μικρῶς P* | *ὁπόθεν*] *ὁπόθε Γ* v. **801** *ΑΛΛ.*] om. *RM* | *ἵνα γ᾽ ἄρξῃ*] litt. *να γ᾽* in ras. Γ^2 *ἵν᾽ ἄρξῃ ΑΘ* | *μᾶλλον*] *μόνον RM γρ. μόνον* superscr. Γ^2 ‖ v. **802** *ἁρπάζῃς*] *ἁρπάσῃς VΑΓ* (σ prius in ras. Γ^2) *ἁρπάσῃς ΘAld ἁρπάσεις P ἁρπάξῃς R ἄρξῃς M* | *δωροδοκῇς*] ex *δωροδοκεῖς* corr. *R δωροδοκεῖς P* | *τῶν*] om. *Θ* ‖ v. **803** *ὁμίχλης*] ex *ὁμίχλης* corr. V^2*Θ* | *πανουργεῖς*] litt. *ανουργεῖς* in ras. Γ^2 | *καθορᾷ*] *καθαρῶ A* | *καθορᾷ σου*] *καθορᾶται Su* (v. *ὁμίχλη*) ‖ v. **804** *κεχήνῃ*] *κεχήνει R κέχηνα M κεχηνὼς A* ‖ v. **805** *ἀπελθὼν*] litt. *α* in ras. Γ^2 | *εἰρηναῖος*] *εἰρηναίως ΑΘ* | *διατρίψῃ*] *διατρίψει ΜΓ* (sed *ει* in ras. a Γ^2) *διατρίψει* ex *διατρίψοι* corr. *A* ‖ v. **806** *χῖδρα*] *χίδρα* codd. | *ἀναθαρρήσῃ*] *ἀναθαρρήσει ΡΜΓ* (sed *ει* in ras. a Γ^2) *ἀναθαρρήσει* ex *ἀναθαρρήσοι* corr. *A* | *στεμφύλῳ*] *στεμφύλων VΑΘΜAld* lemm. sch. *V* | *εἰς*] *ἐς ΑΓΘ* | *λόγον*] *λόγους M* | *ἔλθῃ*] *ἔλθοι ΑΓ* (sed *οι* in ras. a Γ^2)*ΘΜ* ‖ v. **807** *αὐτὸν*] *αὐτῶν Su* (v. *μισθοφορά*) | *παρεκόπτου*] *παρακόπτου A*

εἶθ' ἥξει σοι δριμὺς ἄγροικος, κατὰ σοῦ τὴν ψῆφον ἰχνεύων.
ἃ σὺ γιγνώσκων τόνδ' ἐξαπατᾷς, καὶ ὀνειροπολεῖς περὶ σαυτοῦ.
ΚΛ. οὔκουν δεινὸν ταυτί σε λέγειν δῆτ' ἔστ' ἐμὲ καὶ διαβάλλειν
πρὸς Ἀθηναίους καὶ τὸν δῆμον, πεποιηκότα πλείονα χρηστὰ
νὴ τὴν Δήμητρα Θεμιστοκλέους πολλῷ περὶ τὴν πόλιν ἤδη;
ΑΛΛ. ὦ πόλις Ἄργους, κλύεθ' οἷα λέγει; σὺ Θεμιστοκλεῖ ἀντιφερίζεις;
ὃς ἐποίησεν τὴν πόλιν ἡμῶν † μεστὴν εὑρὼν ἐπιχειλῆ,
καὶ πρὸς τούτοις ἀριστώσῃ τὸν Πειραιᾶ προσέμαξεν,
ἀφελών τ' οὐδὲν τῶν ἀρχαίων ἰχθῦς καινοὺς παρέθηκεν·
σὺ δ' Ἀθηναίους ἐζήτησας μικροπολίτας ἀποφῆναι
διατειχίζων καὶ χρησμῳδῶν, ὁ Θεμιστοκλεῖ ἀντιφερίζων.
κἀκεῖνος μὲν φεύγει τὴν γῆν, σὺ δ' Ἀχιλλείων ἀπομάττει.

ADNOTATIO CRITICA.

v. 808 *τε ψῆφον* Palmerius. mendum latere etiam Ribbeckius et Blaydesius putant. — *ὀχμεύων* Reiskius. an *ὀχλεύων*? — v. 809 *περὶ αὑτοῦ* Herwerdenus, conl. v. 797 sq. — v. 811 *πρὸς τὸν δῆμον τὸν Ἀθηναίων* Halbertsma. — v. 812 *περὶ* suspectum. locutionem *πολλὰ ἀγαθὰ ποιεῖν περί τινα* insolitam esse monuit Kockius. — v. 814 *μεστὴν* ut glossema vocis *ἐπιχειλῆ* videtur expellendum, sed quid eius loco restituendum sit, dubium est. *λεπτὴν* Kockius, *κεινὴν* Baarius, *κενεὰν* vel *σμικρὰν* Blaydesius, *νῆστίν γ'* Piccolominius. an *αὔαν*? *μεστὴν ἐχυρὰν ἐπιχειλῆ* Kockius. — v. 819 *μὲν ἔφευγεν* Herwerdenus.

SCRIPTURAE DISCREPANTIA.

v. **808** *κατὰ σοῦ*] *κατ' αὑτοῦ M* ‖ v. **809** *γιγνώσκων*] *M γινώσκων* reliqui | *σαυτοῦ*] *σεαυτοῦ VAΘPAld γρ. παρὰ σαυτῷ* superscr. Γ^2 ‖ v. **810** *ΚΛ.*] om. *RM* | *δεινὸν*] *δεινὰ RM* | *δῆτ'*] *δεῖ τ' R* | *διαβάλλειν*] *διαβαλεῖν* V^1 ‖ v. **811** *Ἀθηναίους*] *εὐθηναίους P* ‖ v. **812** *Δήμητρα*] *δήμητραν M* | *πολλῷ*] *πολλὰ* Γ^1 ‖ v. **813** *ΑΛΛ.*] om. *M* ‖ v. **814** *ἐποίησεν*] *ἐποίησε VAPMAldSu* (v. *ἀντιφερίζεις*, sed *μεστὴν ἐποίησεν* v. *ἐπιχειλές*) ‖ v. **815** *ἀριστώσῃ*] ex *ἀριστώσει* corr. *M* | *Πειραιᾶ*] *πειρεᾶ P* ‖ v. **816** *καινοὺς*] *γρ. πολλοὺς* superscr. *M* | *παρέθηκεν*] *V*Γ^2*Θ παρέθηκε* reliqui ‖ v. **817** *ἐζήτησας*] *ἐζήτηκας M* | *μικροπολίτας*] *μικροπολίσας P* ‖ v. **819** *φεύγει*] *ἀποφεύγει M* | *ἀπομάττει*] *ἀπομάττῃ A*Γ^2*Su* (v. *Ἀχιλλείων*) *ἀπομάττεις M*

ΚΛ. οὔκουν ταυτὶ δεινὸν ἀκούειν, ὦ Δῆμ', ἐστίν μ' ὑπὸ τούτου,
ὁτιή σε φιλῶ; *ΔΗΜ.* παῦ' ὦ οὗτος, καὶ μὴ σκέρβολλε πονηρά.
πολλοῦ δὲ πολύν με χρόνον καὶ νῦν ἐλελήθεις ἐγκρυφιάζων.
ΑΛΛ. μιαρώτατος, ὦ Δημακίδιον, καὶ πλεῖστα πανοῦργα δεδρακώς,
ὁπόταν χασμᾷ, καὶ τοὺς καυλοὺς
τῶν εὐθυνῶν ἐκκαυλίζων
καταβροχθίζει, κἀμφοῖν χειροῖν
μυστιλᾶται τῶν δημοσίων.
ΚΛ. οὐ χαιρήσεις, ἀλλά σε κλέπτονθ'
αἱρήσω 'γὼ τρεῖς μυριάδας.

ADNOTATIO CRITICA.

v. 821 *παῦ' ὦ οὗτος*] Bentleius. *νῦν παῦ', οὗτος* e coniectura scripserat Vels. in proecd. *ὦ παῦ' οὗτος* vel *παῦ παῦ' οὗτος* Dindorfius. *ὁτιή σε φιλῶ 'γώ; ΔΗΜ. παῦ' οὗτος* Anzius. *παῦ' οὗτος καὶ μή μοι σκέρβολλε* Porsonus. — v. 822 *κοὐ νῦν* Piccolominius. — *ἐλελήθης* Brunckium secutus Vels. in proecd. — v. 823 „olim suspicatus sum legendum esse: *μιαρώτατος ὤν, ὦ Δημίδιον*, sed praestat scribere: *μιαρώτατος, ὦ Δημάκιον, ὤν.*“ Vels. *μιαρώτατά γ'*? Kockius. — v. 826 *καταβροχθίζῃ* e Porsoni coniectura Vels. in proecd. — *χειροῖν*] Bentleius. *γε χεροῖν* Lentingius. — v. 829 *μυριάδας* — Vels. in proecd. „interrumpit Cleonis orationem isiciarius, nisi forte pro *τρεῖς μυριάδας* scribendum

---

SCRIPTURAE DISCREPANTIA.

v. **820** *ΚΛ.*] om. *RM* | *ταυτὶ*] *ταῦτα RM* | *δεινὸν*] *δεινόν ἐστιν M* | *ἐστίν μ'*] om. *M* *ἐστὶν* (om. *μ'*) *R* *ἔστιν μ' Γ* *ἔστι μ' V* *ἐστί μ' Ald* ‖ v. **821** *ΔΗΜ.*] om. *M* supra lin. adscr. *Θ* : *R* | *παῦ' ὦ οὗτος*] *παῦ' οὑτοσὶ* codd. | *μὴ*] om. *V* | *σκέρβολλε*] *σκέρβολε R* | *πονηρά*] ex *πόνηρα* corr. *M* *πόνηρα R* ‖ v. **822** notam Cleonis versui praef. *Γ* | *με*] *μὲν R* | *καὶ νῦν*] om. *A*Γ^1*Θ* *λείπει καὶ νῦν* superscr. Γ^2 | *ἐλελήθεις*] *ἐλελύθεις P* | *ἐγκρυφιάζων*] *ἐγηρυφιάζων P* ‖ v. **823** *ΑΛΛ.*] om. *RAM* ‖ vv. **824—835** in *P* sic digesti sunt, ut bini dimetri singulos versus efficiant ‖ v. **826** *καταβροχθίζει*] *καταβροχθίζ*$\overset{\text{ει}}{ῃ}$ *M* *καταβυχθίζει P* | *χειροῖν*] *χεροῖν* codd. ‖ v. **827** *μυστιλᾶται*] *μυστιλλᾶται Ald* *μιστυλᾶται M* *μυστιλᾶ τὰ A* *μιστυλᾶ τὰ Θ* ‖ v. **828** *ΚΛ.*] om. *RM* ‖ versus **828. 829** dirimunt *κλέπτονθ' αἱ|ρήσω VAΓΘ Ald* *κλέπτον|θ' αἱρήσω M* *κλέπτον|τ' αἱρήσω* (sic) *R* ‖ v. **829** *μυριάδας*] *μυριάσας P* nullum interpungendi signum post *μυριάδας* est in *VP*

ΑΛΛ. τί θαλαττοκοπεῖς καὶ πλατυγίζεις, 830
μιαρώτατος ὢν περὶ τὸν δῆμον
τὸν Ἀθηναίων; καί σ' ἐπιδείξω
νὴ τὴν Δήμητρ', ἢ μὴ ζῴην,
δωροδοκήσαντ' ἐκ Μυτιλήνης
πλεῖν ἢ μνᾶς τετταράκοντα. 835
ΧΟ. ὦ πᾶσιν ἀνθρώποις φανεὶς μέγιστον ὠφέλημα,
ζηλῶ σε τῆς εὐγλωττίας. εἰ γὰρ ὧδ' ἐποίσεις,
μέγιστος Ἑλλήνων ἔσει, καὶ μόνος καθέξεις
τἀν τῇ πόλει, τῶν συμμάχων τ' ἄρξεις ἔχων τρίαιναν,
ᾗ πολλὰ χρήματ' ἐργάσει σείων τε καὶ ταράττων. 840
καὶ μὴ μεθῇς τὸν ἄνδρ', ἐπειδή σοι λαβὴν δέδωκεν·
κατεργάσει γὰρ ῥᾳδίως, πλευρὰς ἔχων τοιαύτας.

ADNOTATIO CRITICA.

est *τρεῖς μνᾶς πόλεως.* vocem *πόλεως* sumpsi ex scholio ad v. 834 in exitu." sed tantulae pecuniae suppressionem allantopolae a Cleone crimini dari quis credat? — v. 834 *Μυτιλήνης*] Bothius. — v. 835 nescio an pro *πλεῖν ἢ μνᾶς* scribendum sit *μυριάδας.* — v. 836 *κοινὸν ὠφέλημα* scribi iubet Herwerdenus ex cod. *M*, sed in huius libri textum *κοινὸν* irrepsisse videtur ex Aeschyli loco Prom. 614 olim Aristophanis versui adscripto. — v. 837 *ἐποίσει* Kockius.

SCRIPTURAE DISCREPANTIA.

v. **830** *ΑΛΛ.*] om. *RM* | *θαλαττοκοπεῖς*] *θαλαττοκομπεῖς M θλαττοκοπεῖς V* sed *θαλαττοκοπεῖς* lemm. sch. *V* | *πλατυγίζεις*] *πλατυγγίζεις* lemm. sch. *V πτερυγίζεις* schol. Pac. 92 | *πλατυγίζῃ καὶ θαλαττοκοπεῖς Su* (v. *πλατυγίζει*) ‖ v. **831** *μιαρώτατος*] *μιαρώτατον P* | *περὶ*] *πρὸς RM* ‖ v. **832** *τὸν Ἀθηναίων*] *Ald τῶν ἀθηναίων* codd. ‖ v. **833** *Δήμητρ'*] *δήμητρα* V^2 *δήμητραν M* | *ζῴην*] *ζώην* R^1*ΑΘP Ald ζώειν* R^2 ‖ v. **834** *δωροδοκήσαντ'*] *δωροδοκήσοντ' R δωροδοκήσαν δὲ* lemm. sch. *V* | *Μυτιλήνης*] *μιτυλήνης* codd. ‖ vv. **834. 835** unum versum efficiunt *Ald* ‖ v. **835** *πλεῖν*] *πλὴν P* | *τετταράκοντα*] *τεσσαράκοντα Α*Γ^1*Θ* $\overset{\text{ι}}{\text{ξ}}$ *Su* (v. *δωροδοκήσαντα*) ‖ v. **836** ante versum est *'ΑΝΤΙΣΤΡΟΦΗ'. Ald* | *ἀνθρώποις*] *R ἀνθρώποισι* reliqui | *μέγιστον*] $\overset{\text{μέγιστον}}{\text{κοινὸν}}$ *M* ‖ v. **837** *εὐγλωττίας*] *εὐγλωτίας Γ* ‖ v. **838** *Ἑλλήνων*] *ἑλλάνων P* | *ἔσει*] *ἔσῃ* Γ^1*Θ* $\overset{\text{ει}}{\text{ἔσῃ}}$ *M* | *καθέξεις*] *καθέξῃ Α*$\Gamma^1$$\Theta^1$ *γρ. εις* superscr. Θ^2 ‖ v. **839** *συμμάχων*] *ξυμμάχων VPAld* (sed *συμμ.* lemm. sch. *V*) ‖ v. **840** *ᾗ*] *ἣ ΑΘ ἢ RM* | *ἐργάσει*] *ἐργάσῃ ΑΓΘ* lemm. sch. *V* $\overset{\text{σῃ}}{\text{ἐργάσει}}$ *M* | *τε*] om. *Γ* ‖ v. **841** *ἄνδρ'*] *ἄνδρα ΑΘ* | *σοι*] *σὺ R* | *δέδωκεν*] *RΓAld δέδωκε* reliqui ‖ v. **842** *κατεργάσει*] *κατεργάσῃ Α*Γ^1*Θ* lemm. sch. *V καὶ* $\overset{\text{σῃ}}{\text{κατεργάσει}}$ *M*

ΚΛ. οὐκ, ὦγαθοί, ταῦτ' ἐστί πω ταύτῃ μὰ τὸν Ποσειδῶ.
ἐμοὶ γάρ ἐστ' εἰργασμένον τοιοῦτον ἔργον ὥστε
ἁπαξάπαντας τοὺς ἐμοὺς ἐχθροὺς ἐπιστομίζειν, 845
ἕως ἂν ᾖ τῶν ἀσπίδων τῶν ἐκ Πύλου τι λοιπόν.
ΑΛΛ. ἐπίσχες ἐν ταῖς ἀσπίσιν· λαβὴν γὰρ ἐνδέδωκας.
οὐ γάρ σ' ἐχρῆν, εἴπερ φιλεῖς τὸν δῆμον, ἐκ προνοίας
ταύτας ἐᾶν αὐτοῖσι τοῖς πόρπαξιν ἀνατεθῆναι.
ἀλλ' ἐστὶ τοῦτ', ὦ Δῆμε, μηχάνημ', ἵν', ἢν σὺ βούλῃ 850
τὸν ἄνδρα κολάσαι τουτονί, σοὶ τοῦτο μὴ 'κγένηται.
ὁρᾷς γὰρ αὐτῷ στῖφος οἷόν ἐστι βυρσοπωλῶν
νεανιῶν· τούτους δὲ περιοικοῦσι μελιτοπῶλαι
καὶ τυροπῶλαι· τοῦτο δ' εἰς ἓν ἐστι συγκεκυφός.
ὥστ' εἰ σὺ βριμήσαιο καὶ βλέψειας ὀστρακίνδα, 855
νύκτωρ καθαρπάσαντες ἂν τὰς ἀσπίδας θέοντες
τὰς εἰσβολὰς τῶν ἀλφίτων ἂν καταλάβοιεν ἡμῶν.
ΔΗΜ. οἴμοι τάλας· ἔχουσι γὰρ πόρπακας; ὦ πόνηρε,
ὅσον με παρεκόπτου χρόνον τοιαῦτα κρουσιδημῶν.

ADNOTATIO CRITICA.

v. 843 ταῦτ' ἐστί τοι Poekelius. — v. 853 περιογκοῦσι Geelius, περικυκλοῦσι Bergkius, περιβομβοῦσι Meinekius, περιπολοῦσι Kockius, περιστείχουσι Piccolomini. — v. 856 κατασπάσαντες Vels. in proecd. — v. 858 πονηρέ Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **843** *ΚΛ.*] in ras. *Γ* om. *M* | οὐκ] οὔκ' *R* οὔκ *V*^{2}*ΓΘAld* | πω] *VΓ*^{2}*Θ*^{2}*Ald* ποι reliqui | ταύτῃ] ex ταῦτα corr. *A* ταυτὶ *R* | Ποσειδῶ] ποσιδῶ *R* ‖ v. **844** εἰργασμένον] ἐργασμένον *R* | ὥστε] litt. στε in ras. *V*^{2} ‖ v. **845** ἁπαξάπαντας] ἅπαξ ἅπαντας *R* ‖ v. **846** τῶν] *RAldSu* (v. ἐμοὶ δὲ) τι (vel τί) τῶν reliqui ‖ v. **847** *ΑΛΛ.*] om. *M* — *R* | ἀσπίσιν] *RV* ἀσπίσι reliqui ‖ v. **848** σ' ἐχρῆν] σε χρῆν *R* ‖ v. **849** αὐτοῖσι τοῖς πόρπαξιν] sic *RMAldSu* (v. πόρπαξ) lemm. sch. *V* αὐτοῖς (ex αὐτὰς corr. *A*) πόρπαξιν *VAΓΘP* ‖ v. **850** μηχάνημ'] μηχάνημα *RV*^{1}*ΓΘ* | βούλῃ] βούλει *R* βούλ$\overset{*}{\text{ῃ}}$ *V* βούλ$\overset{\lambda\eta}{\text{ει}}$ *M* ‖ v. **851** μὴ 'κγένηται] μηγγένηται *R* ‖ v. **852** στῖφος] *RV*^{2}*Ald* στίφος reliqui | βυρσοπωλῶν] βυρσοπολῶν *A* ‖ v. **853** τούτους] τούτοις *M* ‖ v. **854** ἓν ἐστι] ἔνεστι *P* ‖ v. **856** καθαρπάσαντες] κατασπάσαντες *RΓ*^{1}*Su* (v. βριμήσαιο) κατα$\overset{\vartheta\alpha\varrho}{\text{σ}}$πάσαντες *M* | ἂν τὰς] αὐτὰς *M* ‖ versus **857** in textu omissus supra lin. additus est a *Γ*^{2} | εἰσβολὰς] ἐσβολὰς *Γ* ‖ v. **858** *ΔΗΜ.*] ex αλλ corr. *Θ*^{2} v. **859** με] om. *R* | κρουσιδημῶν] κρουσιδαμῶν *P*

ΚΛ. ὦ δαιμόνιε, μὴ τοῦ λέγοντος ἴσθι, μηδ᾽ οἰηθῇς
ἐμοῦ ποθ᾽ εὑρήσειν φίλον βελτίον᾽· ὅστις εἷς ὢν
ἔπαυσα τοὺς ξυνωμότας, καί μ᾽ οὐ λέληθεν οὐδὲν
ἐν τῇ πόλει ξυνιστάμενον, ἀλλ᾽ εὐθέως κέκραγα.
ΑΛΛ. ὅπερ γὰρ οἱ τὰς ἐγχέλεις θηρώμενοι πέπονθας.
ὅταν μὲν ἡ λίμνη καταστῇ, λαμβάνουσιν οὐδέν·
ἐὰν δ᾽ ἄνω τε καὶ κάτω τὸν βόρβορον κυκῶσιν,
αἱροῦσι· καὶ σὺ λαμβάνεις, ἢν τὴν πόλιν ταράττῃς.
ἓν δ᾽ εἰπέ μοι τοσουτονί· σκύτη τοσαῦτα πωλῶν
ἔδωκας ἤδη τουτῳὶ κάττυμα παρὰ σεαυτοῦ
ταῖς ἐμβάσιν, φάσκων φιλεῖν; *ΔΗΜ.* οὐ δῆτα μὰ τὸν
'Απόλλω.
ΑΛΛ. ἔγνωκας οὖν δῆτ᾽ αὐτὸν οἷός ἐστιν· ἀλλ᾽ ἐγώ σοι
ζεῦγος πριάμενος ἐμβάδων τουτὶ φορεῖν δίδωμι.
ΔΗΜ. κρίνω σ᾽ ὅσων ἐγᾦδα περὶ τὸν δῆμον ἄνδρ᾽ ἄριστον
εὐνούστατόν τε τῇ πόλει καὶ τοῖσι δακτύλοισιν.

ADNOTATIO CRITICA.

versum 867 spurium esse iudicavit Cobetus, rationibus adductus inanibus. — v. 872 ἐμβάδοιν Dindorfium secutus Vels. in proecd. — v. 873 ὅσων] Dindorfius.

SCRIPTURAE DISCREPANTIA.

v. **860** οἰηθῇς] οἰλθῇς *P* ‖ v. **861** εὑρήσειν] εὑρήσεις *P* εὑρεῖν *Θ* ‖ v. **862** ξυνωμότας] συνωμότας *ΑΓΘPAld* ‖ v. **863** ξυνιστάμενον] συνιστάμενον *PAld* ‖ v. **864** *ΑΛΛ.*] om. *M* — *R* | τὰς ἐγχέλεις] τοὺς ἐγχέλεις Γ^1 τὰς et υς superscr. Γ^2 | θηρώμενοι πέπονθας] θηρευόμενοι πέπονθεν *P* ‖ v. **866** δ᾽ ἄνω] litt. δ᾽ ἄ in ras. Γ^2 δ᾽ ἆνω *P* ‖ v. **867** αἱροῦσι] *ΑΜ* αἵρουσι *Γ* αἵρουσι *ΘPAld* αἵρουσιν *RV* ‖ v. **868** $\overset{\alpha}{\text{τοσουτονὶ}}$ $\overset{\gamma}{\text{τοσαῦτα}}$ πωλῶν $\overset{\beta}{\text{σκύτη}}$ iusto ordine superscriptis litteris α β γ restituto *M* | πωλῶν] πολῶν *P* ‖ v. **869** τουτῳὶ] τοῦτωι *V* τούτω *ΓP* τοῦτο *ΑΘ* τουτωΐ γε *Ald* | τουτῳὶ κάττυμα] κάττυμα τούτῳ *RM* | παρὰ σεαυτοῦ] παρὰ $\overset{\text{περὶ}}{\text{σεαυτῷ}}$ *M* ‖ v. **870** duo versus sunt, quorum prior finitur voce φιλεῖν *VΑΓΘP* | ἐμβάσιν] ἐμβᾶσιν *R* ἐμβᾶσι *P* ἐμβάσι *Α*Γ^1*ΘMAld* ἐμβάσι* *V* | *ΔΗΜ.*] in textu om. in marg. adscr. *R* κλέων Γ^1 ‖ v. **871** *ΑΛΛ.*] — *M* ‖ v. **872** τουτὶ] τούτων Γ^2 | litt. υτὶ φορεῖν δίδωμι in ras. V^2 ‖ v. **873** *ΔΗΜ.*] om. *M* | σ᾽] om. *R* | ὅσων] ὅσον *RVΑΓΘP* ὅλον *M* ὅσον γ᾽ *Ald* | ἄνδρ᾽] *R* $\overset{\text{ὄντα}}{\text{ἄνδρ᾽}}$ *M* ὄντ᾽ reliqui ‖ v. **874** καὶ] γὰρ *Ald* | δακτύλοισιν] δακτύλοισι *RP*

ΚΛ. οὐ δεινὸν οὖν δῆτ' ἐμβάδας τοσουτονὶ δύνασθαι,
ἐμοῦ δὲ μὴ μνείαν ἔχειν ὅσων πέπονθας; ὅστις
ἔπαυσα τοὺς βινουμένους, τὸν Γρύττον ἐξαλείψας.
ΑΛΛ. οὔκουν σε δῆτα ταῦτα δεινόν ἐστι πρωκτοτηρεῖν,
παῦσαί τε τοὺς βινουμένους; κοὐκ ἔσθ' ὅπως ἐκείνους
οὐχὶ φθονῶν ἔπαυσας, ἵνα μὴ ῥήτορες γένοιντο.
τονδὶ δ' ὁρῶν ἄνευ χιτῶνος ὄντα τηλικοῦτον,
οὐπώποτ' ἀμφιμασχάλου τὸν Δῆμον ἠξίωσας,
χειμῶνος ὄντος· ἀλλ' ἐγώ σοι τουτονὶ δίδωμι.
ΔΗΜ. τοιουτονὶ Θεμιστοκλῆς οὐπώποτ' ἐπενόησεν.
καίτοι σοφὸν κἀκεῖν' ὁ Πειραιεύς· ἔμοιγε μέντοι
οὐ μεῖζον εἶναι φαίνετ' ἐξεύρημα τοῦ χιτῶνος.
ΚΛ. οἴμοι τάλας, οἵοις πιθηκισμοῖς με περιελαύνεις.
ΑΛΛ. οὔκ, ἀλλ' ὅπερ πίνων ἀνὴρ πέπονθ' ὅταν χεσείῃ,

ADNOTATIO CRITICA.

v. 878 σε ταῦτα . . . δεινόν Vels. in proecd., cum excidisse putaret vocem, quae aversandi praeberet notionem tale quid velut ὦ μιαρέ. — v. 881 τηλικοῦτον] edit. Basil. 1532.

SCRIPTURAE DISCREPANTIA.

v. **875** *ΚΛ.*] om. *P* | οὖν] om. *AP* ‖ v. **876** ὅσων] ὅσην *P* ‖ v. **877** βινουμένους] *A* Θ^1 *Su* (v. βινεῖν, sed hunc locum om. cod. *V*) κινουμένους ex βινουμένους corr. *R* κινουμένους (κ in ras.) *V* κινουμένους Γ^1 *Ald* αἰνουμένους M^1 βι superscr. Γ^2 γρ. κ superscr. Θ^2 κι superscr. M^2 $\overset{\beta}{\text{κινουμένους}}$ *P* | Γρύττον] γρύπον v. l. a schol. *M* allata Γρίπον *Su* v. βινεῖν, Γρύπον *Su* v. Γρύττος | τὸν γρύττον ἐξαλείψας in ras. *Γ* ‖ v. **878** *ΑΛΛ.*] om. *M* — *R* | δῆτα ταῦτα] *Ald* ταῦτα δῆτα *M* δῆτα om. *RVAΓΘP* ‖ v. **879** βινουμένους] *VA* Θ^1 κινουμένους *R* Γ^1 *Ald* βι superscr. Γ^2 γρ. κ superscr. Θ^2 $\overset{\text{κι}}{\text{βινουμένους}}$ *M* $\overset{\beta}{\text{κινουμένους}}$ *P* ‖ v. **880** γένοιντο] *R* $\overset{\text{γένοιντο}}{\text{γένωνται}}$ *M* γένωνται reliqui ‖ v. **881** τονδὶ] τουτονὶ *P* τοῦτον *Ald* | δ' ὁρῶν] ex διορῶν corr. Θ^2 litt. δ' ὁ in ras. *Γ* διορῶν *A* | τηλικοῦτον] τηλικουτονί vel τηλικουτονὶ codd. ‖ v. **884** *ΔΗΜ.*] om. *M* | οὐπώποτ'] οὐδέποτ' *A* Γ^1 *ΘP* γρ. οὐπώποτε superscr. Γ^2 | ἐπενόησεν] *R* V^1 *Γ Ald* ἐπενόησε reliqui ‖ v. **885** ἔμοι γε] γρ. ὅμως γε superscr. Γ^2 ‖ v. **886** ἐξεύρημα] litt. ἐξ in ras. *M* ‖ v. **887** οἵοις] οἷος *P* | περιελαύνεις] παρελαύνεις *A* ‖ v. **888** *ΑΛΛ.*] δη *M* | χεσείῃ] litt. εσείη in ras. Γ^2 χέζῃ *A* Θ^1 γρ. χεσείη superscr. Θ^2

τοῖσιν τρόποις τοῖς σοῖσιν ὥσπερ βλαυτίοισι χρῶμαι.
ΚΛ. ἀλλ' οὐχ ὑπερβαλεῖ με θωπείαις· ἐγὼ γὰρ αὐτὸν
προσαμφιῶ τοδί· σὺ δ' οἴμωζ', ὦ πόνηρ'. *ΔΗΜ.* ἰαιβοῖ.
οὐκ ἐς κόρακας ἀποφθερεῖ; βύρσης κάκιστον ὄζει.
ΑΛΛ. καὶ τοῦτό γ' ἐπίτηδές σε περιήμπεσχ', ἵνα σ' ἀποπνίξῃ·
καὶ πρότερον ἐπεβούλευσέ σοι. τὸν καυλὸν οἶσθ' ἐκεῖνον
τὸν σιλφίου τὸν ἄξιον γενόμενον; *ΔΗΜ.* οἶδα μέντοι.
ΑΛΛ. ἐπίτηδες οὗτος αὐτὸν ἔσπευσ' ἄξιον γενέσθαι,
ἵν' ἐσθίοιτ' ὠνούμενοι, κᾆπειτ' ἐν ἡλιαίᾳ
βδέοντες ἀλλήλους ἀποκτείνειαν οἱ δικασταί.
ΔΗΜ. νὴ τὸν Ποσειδῶ καὶ πρὸς ἐμὲ τοῦτ' εἶπ' ἀνὴρ Κόπρειος.

ADNOTATIO CRITICA.

v. 891 ὦ πόνῳ πονηρέ scribendum et αἰβοῖ extra versum ponendum esse putavit Bentleius. — ἰαιβοῖ] Dindorfius. — v. 892 ἀποφθερεῖ;] et ὄζει.] Kockius. ὄζον Lentingius. — v. 893 τοῦτό γ'] Bentleius. τοῦτο δ' Vels. in proecd. — περιήμπεσχ'] Meinekius. περιήμπεσχεν, ἵν' ἀποπνίξῃ Vels. in proecd. — v. 895 τότ' ἄξιον J. v. Leeuwen probabiliter. — v. 896 ἔσπευσ'] Bergkius. — v. 899 Κόπρειος] Boeckhius.

SCRIPTURAE DISCREPANTIA.

v. **889** τοῖσιν] *R* τοῖσι reliqui | σοῖσιν] σοῖσι *Γ* | βλαυτίοισι] litt. βλ et οισι in ras. *Γ*^{2} βαλαντίοισι *R* βαλλαντίοισι *V* | χρῶμαι] χρώμενος *VΓ* litt. μενος in ras. *Γ*^{2} χρήσομαι *Su* (v. βλαυτίοις et χεσείω) || v. **890** *ΚΛ.*] om. *R* | ὑπερβαλεῖ] ex ὑπερβαλεῖν corr. *R* ὑπερβαλῇ *Γ* ὑπερβαλεῖς *Ald* | θωπείαις] θωπείας *P* || v. **891** τοδί] τῶ ποδί lemm. sch. *V* | οἴμωζ'] οἴμοζ' *P* | πόνηρ'] *R* πόνηρε reliqui | *ΔΗΜ.*] om. spatio vac. rel. *P* : et in marg. $\overset{M}{\Delta H}$ *R* | ἰαιβοῖ] αἰβοῖ codd. | in *ΑΓΘ* αἰβοῖ unum versum efficit || v. **892** ἀποφθερεῖ] ex ἀποφθερῇ corr. *V* | post ἀποφθερεῖ interrogandi nota non est in codd. | ὄζει] ὄζων; codd. || v. **893** *ΑΛΛ.*] om. *R* | τοῦτό γ'] τοῦτ' codd. | σε] τι ex σε corr. *M* | περιήμπεσχ'] περιήμπεσχεν *R* περιήμπισχεν reliqui (περιήμπισχ' *Ald*) | ἵνα σ' ἀποπνίξῃ] litt. σ' ἀ in ras. *Γ*^{2} ἵν' ἀποπνίξῃ *VΑΘ* (sed σ super ἀ scripsit *Θ*^{2}) ἵν' ἀποπνύξῃ *P* || v. **894** ἐπεβούλευσέ] ἐπεβούλευέ *M* | καυλὸν] καλὸν *A* || v. **895** τὸν σιλφίου] *A* τοῦ σιλφίου reliqui | τὸν ἄξιον] γὰρ ἄξιον *P* | *ΔΗΜ.*] om. spat. vac. rel. *R* || v. **896** *ΑΛΛ.*] om. *RM* | οὗτος] ex οὕτως corr. *R* | αὐτὸν ἔσπευσ'] ἔσπ$\overset{ευ}{**}$δ' αὐτὸν *V* (litt. ευ superscr. *V*^{2}) | ἔσπευσ'] ἔσπευσεν *RM* ἔσπευδ' ceteri || v. **897** ἐσθίοιτ'] in ἐσθίητ' corr. *M* ἐσθίητ' *RΑΓΘ* || v. **899** *ΔΗΜ.*] om. *M* | τοῦτ' εἶπ'] τοῦτ' εἶπεν *M* τοῦτο γ' εἶπ' *VΓ*^{2}*P* τουτί γ' εἶπ' *Ald* | ἀνὴρ] ἀνήρ τις *Θ* | Κόπρειος] *P* κοπρεῖος *R* κόπριος reliqui (et *Su*)

ΑΛΛ. οὐ γὰρ τόθ' ὑμεῖς βδεόμενοι δήπου 'γένεσθε πυρροί;
ΔΗΜ. καὶ νὴ Δί' ἦν γε τοῦτο Πυρράνδρου τὸ μηχάνημα. 901
ΚΛ. οἴοισί μ', ὦ πανοῦργε, βωμολοχεύμασιν ταράττεις.
ΑΛΛ. ἡ γὰρ θεός μ' ἐκέλευσε νικῆσαί σ' ἀλαζονείαις.
ΚΛ. ἀλλ' οὐχὶ νικήσεις. ἐγὼ γάρ φημί σοι παρέξειν,
ὦ Δῆμε, μηδὲν δρῶντι μισθοῦ τρύβλιον ῥοφῆσαι. 905
ΑΛΛ. ἐγὼ δὲ κυλίχνιόν γέ σοι καὶ φάρμακον δίδωμι,
τἀν τοῖσιν ἀντικνημίοις ἑλκύδρια περιαλείφειν.
ΚΛ. ἐγὼ δὲ τὰς πολιάς γέ σοὐκλέγων νέον ποιήσω.
ΑΛΛ. ἰδοὺ δέχου κέρκον λαγῶ τὠφθαλμιδίω περιψῆν.
ΚΛ. ἀπομυξάμενος ὦ Δῆμέ μου πρὸς τὴν κεφαλὴν ἀποψῶ.
ΑΛΛ. ἐμοῦ μὲν οὖν. *ΚΛ.* ἐμοῦ μὲν οὖν. 911

ADNOTATIO CRITICA.

v. 901 ἦν γὰρ Vels. in proecd. — Post versum 901 excidisse versum, in quo inesset haec fere sententia: *ΑΛΛ.* μὰ τοὺς θεούς, ἀλλ' οὑτοσί τις πυρρίας κάκιστος suspicatus est Velsenus. — v. 903 ἀλαζονείαις] Dindorfius. — v. 909 λαγὼ Vels. in proecd. — totum versum 911 allantopolae, v. 912 sqq. Cleoni dederat Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **900** δήπου] om. Θ^1 supra lin. add. Θ^2 | 'γένεσθε] V^{2}ΓAld γένεσθε RV^{1}PMΘ^2 γίνεσθε AΘ^1 | πυρροί] πυροὶ Θ || v. **901** *ΔΗΜ.*] A om. reliqui | Δί'] δι*' Θ | ἦν γε] R ἦν καὶ Ald ἦν γε καὶ reliqui | Πυρράνδρου] πυράνδρου AΓ^{1}ΘM || v. **902** *ΚΛ.*] ex Δημ corr. Θ — M | οἴοισί μ'] οἴοισιν μ' R | πανοῦργε] πόνηρε VAΘ^{1}PAld γρ. πανοῦργε superscr. Θ^2 γρ. πόνηρε superscr. Γ^{2}M^2 | βωμολοχεύμασιν] βωμολοχεύμασι codd. || v. **903** *ΑΛΛ.*] om. R — M | ἡ] ἢ Γ | ἀλαζονείαις] ἀλαζονείας R ἀλαζονείᾳ reliqui || v. **904** *ΚΛ.*] om. R — M | οὐχὶ] οὐ VAΓ^{1}ΘP οὔ με Ald || v. **905** τρύβλιον] τρίβλιον P τρυβλίον AM || v. **906** *ΑΛΛ.*] om. R — M | κυλίχνιόν] κιλύχνιον A | γέ] τέ PΘ^{1}Ald τε AΓ^1 || v. **907** ἀντικνημίοις] ἀντικνημίοισιν PAld | περιαλείφειν] παραλείφειν A || v. **908** *ΚΛ.*] om. R — M | γέ] om. VAΓΘP | σοὐκλέγων] Ald σου ἐκλέγων codd. | νέον] νέον σε AΘ || v. **909** *ΑΛΛ.*] om. RM | λαγῶ] λαγὼ AM λαγώ Θ | τὠφθαλμιδίω] τ'οφθαλμιδίωι R | περιψῆν] περιψεῖν Su || v. **910** *ΚΛ.*] om. RM | ἀπομυξάμενος] litt. υ in ras. Γ^1 α superscr. Γ^2 ἀπομίξαμενος P ἀπαμαξάμενος VAΘM | Δῆμέ μου] RM δῆμ' ἐμοῦ reliqui || v. **911** *ΑΛΛ.*] — M | alteram versus partem *ΚΛ.* ἐμοῦ μὲν οὖν] om. VM punctis del. Γ^2, ut novum versum scribit R | *ΚΛ.*] AΓ^{1}Θ — R om. Ald om. spat. vac. rel. P ἢ ὁ κλέων ἢ ὁ ἀλλαντοπώλης in marg. adscr. Γ^2

ἐγώ σε ποιήσω τριη-
ραρχεῖν [ἀναλίσκοντα τῶν
σαυτοῦ] παλαιὰν ναῦν ἔχοντ’,
εἰς ἣν ἀναλῶν οὐκ ἐφέ-
ξεις οὐδὲ ναυπηγούμενος·
διαμηχανήσομαί θ’ ὅπως
ἂν ἱστίον σαπρὸν λάβῃς.
ΧΟ. *ἀνὴρ παφλάζει· παῦε παῦ’*
ὑπερζέων· ὑφελκτέον
τῶν δᾳδίων, ἀπαρυστέον
τε τῶν ἀπειλῶν ταυτῃί.
ΚΛ. *δώσεις ἐμοὶ καλὴν δίκην,*
ἰπούμενος ταῖς εἰσφοραῖς.
ἐγὼ γὰρ εἰς τοὺς πλουσίους
σπεύσω σ’ ὅπως ἂν ἐγγραφῇς.
ΑΛΛ. *ἐγὼ δ’ ἀπειλήσω μὲν οὐ-*

ADNOTATIO CRITICA.

vv. 913 et 914 verba: *ἀναλίσκοντα τῶν σαυτοῦ* delenda esse vidit Cobetus. — v. 919 *ἀνὴρ*] et *παῦ’*] Dindorfius. — vv. 919 sqq. sic dederat Vels. in proecd.: *ΧΟ. ἀνὴρ παφλάζει, παῦε παῦ’, ὑπερζέων· ΑΛΛ. ὑφελκτέον τῶν δαλίων κτλ.* Allantopolae versus 919—922 dat Bergkius, fort. recte. — v. 921 *δᾳδίων*] Bentleius. *δαλίων*, quod idem Bentleius coniecerat, Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **912** ante versum est nota Cleonis *VPAld* allantopolae *Θ* ‖ versus **912**. **913** sic dirimunt $V\Gamma^2$ *τρι* | *ηραρχεῖν* ‖ in fine versus **914** est *ἔχον RVΓPMAld ἔχοντά ΑΘ*, versus **915** incipit *τ’ εἰς* in omnibus ‖ v. **915** desinit in *ἐφέξεις* v. **916** incipit *οὐδὲ ΑΓΘ* ‖ v. **916** *οὐδὲ*] *οὐδὲν* $V\Gamma^1M$ ‖ v. **917** *διαμηχανήσομαί θ’*] litt. *αι θ’* in ras. Γ^2 *διαμηχανησόμεθ’ ΑΘ* ‖ v. **918** *σαπρὸν*] *λαμπρὸν* V^1 *γρ. λαμπρὸν* superscr. Γ^2 ‖ v. **919** *ἀνὴρ*] *ἀνὴρ* codd. | *παῦ’*] *Ald παῦε* codd. ‖ v. **921** *τῶν δᾳδίων*] *τῶν δᾴδων* codd. *τῶν δαΐδων* Suidae cod. *Α* (v. *ὑφελκτέον*) *δὲ τῶν ξύλων Ald* | *ἀπαρυστέον*] *ἀπερυστέον Su* (l. l.) ‖ v. **922** *ταυτῃί*] *ταυτηί* codd. ‖ v. **924** *ἰπούμενος*] *ἱπούμενος R* lemm. sch. *V ἰπτούμενος Α* | *εἰσφοραῖς*] *συμ* superscr. Γ^2 *συμφοραῖς Α Su* (v. *ἰπούμενος*) ‖ v. **925** notam allantopolae praef. *Α* ‖ v. **926** *σ’*] *σε Μ* | *ἐγγραφῇς*] *ἐγγραφῶ P γραφῇς* $Α\Theta^1$ ‖ v. **927** *ΑΛΛ.*] om. *RMA* ‖ v. **927** finitur *οὐδὲν* v. **928** incipit *εὔχομαι ΑΓΘ*

δέν, εὔχομαι δέ σοι ταδί·
τὸ μὲν τάγηνον τευθίδων
ἐφεστάναι σίζον· σὲ δὲ
γνώμην ἐρεῖν μέλλοντα περὶ
Μιλησίων καὶ κερδανεῖν
τάλαντον, ἣν κατεργάσῃ,
σπεύδειν ὅπως τῶν τευθίδων
ἐμπλήμενος φθαίης ἔτ' ἢ 'ς
ἐκκλησίαν ἐλθεῖν· ἔπει-
τα πρὶν φαγεῖν, ἀνὴρ μεθή-
κοι, καὶ σὺ τὸ τάλαντον λαβεῖν
 βουλόμενος ἐ-
σθίων ἅμ' ἀποπνιγείης.
ΧΟ. εὖ γε νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα.
ΔΗΜ. κἀμοὶ δοκεῖ· καὶ τἄλλα γ' ἐστὶ καταφανῶς

ADNOTATIO CRITICA.

v. 935 ἢ 'ς e coniectura scripsi. φθαίης, πρὶν εἰς ἐκκλ. ἐλθεῖν coni. Herwerdenus. φθαίης ἔτ' εἰς ἐκκλ. ἐλθών Vels. in proecd. — v. 937 ἀνὴρ] Lentingius. — v. 940 ἅμ'] addidit Meinekius. ἐπαποπνιγείης Elmsleius. ἐναποπνιγείης vel ἀπ' οὖν πνιγείης Bergkius. — v. 941 tetrametrum sic restituere conatus est Herwerdenus: εὖ νὴ τὸν Δία καὶ τὸν Ἀπόλλω καὶ τὴν Δήμητρα τάδ' ηὔξω. — v. 943 δοκεῖ·] et ἐστὶ] Meinekius; fortasse pro ἐστὶ scribendum esse ἦν γὰρ suspicatus est Vels. — περιφανῶς Meinekius.

SCRIPTURAE DISCREPANTIA.

v. **928** ταδί] litt. τα in ras. (fuerat ut vid. τοια) V^2 τάδε *RMSu* (v. εὔχομαι) ‖ v. **929** τάγηνον] $τ\overset{η}{ά}γ\overset{α}{η}νον$ *Θ* τάγκυον *M* ‖ v. **930** σίζον] σῖζον *Θ* ‖ v. **931** finitur v. μέλλοντα, v. **932** incipit a περὶ *VAΓΘP* ‖ v. **935** ἐμπλήμενος] ἐμπλήσμενος *Θ* γρ. λήμενος superscr. $Θ^2$ | φθαίης] φαίης V^1 | ἢ 'ς] εἰς codd. ‖ v. **936** ἐκκλησίαν] ἐκκλησίαν ἂν *P* | ἐλθεῖν] ἐλθών $VΓ^2$ ‖ v. **936** fin. ἔπειτα, v. **937** inc. πρὶν *RAΓΘP* ‖ v. **937** τα πρὶν] in ras. V^2, fuerat τα φαγεῖν ut vid. | φαγεῖν] σε superscr. $Γ^2$ | ἀνὴρ] ἀνὴρ codd. ‖ versuum **937—940** eam distributionem exhibui, quae est in *Ald*, eadem est in *V*, nisi quod v. **939. 940** unum versum efficiunt, in ceteris codicibus hi versus terminantur vocibus: με- (μεθη scripserat, sed θη lineolis traductis del. *R*) | λαβεῖν | ἀποπνιγείης *RM* — μεθήκοι | βουλόμενος | ἀποπνιγείης *AΓΘ* — μεθήκοι | ἀποπνιγείης (sed virgula post βουλόμενος) *P* ‖ v. **940** ἅμ'] om. codd. ‖ v. **941** in omnibus codd. sunt duo versus, quorum prior term. v. Ἀπόλλω | γε νὴ] νή γε *Ald* | Δήμητρα] δήμητραν *M* ‖ v. **943** κἀμοὶ] καί μοι $VAΓ^1Θ$ *Ald* γρ. κἀμοὶ superscr. $Γ^2$ |

ἀγαθὸς πολίτης, οἷος οὐδείς πω χρόνου
ἀνὴρ γεγένηται τοῖσι πολλοῖς τοὐβολοῦ.
σὺ δ', ὦ Παφλαγών, φάσκων φιλεῖν μ' ἐσκορόδισας.
καὶ νῦν ἀπόδος τὸν δακτύλιον, ὡς οὐκ ἔτι
ἐμοὶ ταμιεύσεις. ΚΛ. ἔχε· τοσοῦτον δ' ἴσθ' ὅτι,
εἰ μή μ' ἐάσεις ἐπιτροπεύειν, ἕτερος αὖ
ἐμοῦ πανουργότερός τις ἀναφανήσεται.
ΔΗΜ. οὐκ ἔσθ' ὅπως ὁ δακτύλιός ἐσθ' οὑτοσὶ
οὑμός· τὸ γοῦν σημεῖον ἕτερον φαίνεται,
ἀλλ' ἢ οὐ καθορῶ. ΑΛΛ. φέρ' ἴδω· τί σοι σημεῖον ἦν;
ΔΗΜ. δημοῦ βοείου θρῖον ἐξωπτημένον.
ΑΛΛ. οὐ τοῦτ' ἔνεστιν. ΔΗΜ. οὐ τὸ θρῖον; ἀλλὰ τί;
ΑΛΛ. λάρος κεχηνὼς ἐπὶ πέτρας δημηγορῶν.
ΔΗΜ. αἰβοῖ τάλας. ΑΛΛ. τί ἐστιν; ΔΗΜ. ἀπόφερ' ἐκποδών.
οὐ τὸν ἐμὸν εἶχεν, ἀλλὰ τὸν Κλεωνύμου.
παρ' ἐμοῦ δὲ τουτονὶ λαβὼν ταμίευέ μοι.
ΚΛ. μὴ δῆτά πώ γ', ὦ δέσποτ', ἀντιβολῶ σ' ἐγώ,
πρὶν ἄν γε τῶν χρησμῶν ἀκούσῃς τῶν ἐμῶν.
ΑΛΛ. καὶ τῶν ἐμῶν νυν. ΚΛ. ἀλλ' ἐὰν τούτῳ πίθῃ,

SCRIPTURAE DISCREPANTIA.

ἐστὶ] εἶναι codd. | καταφανῶς] καταφανοῦς *Α* καταφανὴς Θ^1 ‖ v. **944** πω] που Γ^1 ‖ v. **945** ἀνὴρ γεγένηται] litt. ἀνὴρ γε in ras. V^2 | πολλοῖς] πολίταις *Α* ‖ v. **946** ὦ Παφλαγών] ὁ παφλαγὼν *ΑΘ* ‖ v. **947** οὐκ ἔτι] *VΓ* οὐκ ετι *R* οὐκέτι reliqui ‖ v. **948** ΚΛ.] om. *R* | ἴσθ'] in ras. V^2 ‖ v. **951** ΔΗΜ.] om. *R* | οὐκ ἐσθ' ὅπως ^{B}ἔσθ' οὑτοσὶ $^{\alpha}$ὁ δακτύλιος iusto ordine restituto superscriptis litteris *R* ‖ v. **952** γοῦν] γ' οὖν *R* γοὖν *V* ‖ v. **953** ἢ om. *M* | ΑΛΛ.] κλέων *Γ* | φέρ'] φέρε *Α* | σοι] om. Θ^1 supra lin. adi. Θ^2 ‖ v. **954** ΔΗΜ.] — M^1 δῆ M^2 | θρῖον] ex θρίον corr. *R* θρ*ίον *Θ* θρίον reliqui ‖ v. **955** ΑΛΛ.] om. *R* — *M* | τοῦτ' ἔνεστιν] *RM* τοῦτό γ' ἔστιν (vel τοῦτό γ' ἐστὶν) reliqui | ΔΗΜ.] om. *RPAld* supra lin. adi. *Θ* — *M* | θρῖον] *RP* θρίον reliqui | ante ἀλλὰ] est nota Demi *P* ‖ v. **956** ΑΛΛ.] om. *RM* | κεχηνὼς] κεχηινώς· *V* ‖ v. **957** ΔΗΜ.] om. *R* — *M* | ΑΛΛ.] om. spat. rel. *R* — *M* | τί ἐστιν] τί ἔστιν *Γ* | ΔΗΜ.] om. spat. rel. *R* — *M* | ἐκποδών] ἐκποδῶν *RVΓP* ‖ ante v. **958** lineola novae personae indicandae est *R* ‖ v. **959** παρ'] ἀπ superscr. Γ^2 ‖ v. **960** ΚΛ.] om. *M* ‖ v. **962** ΑΛΛ.] — *M* | νυν] *Ald* νῦν codd. | ΚΛ.] supra lin. adi. *Θ* om. spat. vac. rel. *M* : *R* | πίθῃ] ex πιθῇ corr. *M* πιθῇ *VAld* πύθῃ Γ^1 γρ. πιθῇ superscr. Γ^2 πείθῃ *ΑΘ*

μολγὸν γενέσθαι δεῖ σε. ΑΛΛ. κἄν γε τουτῳί,
ψωλὸν γενέσθαι δεῖ σε μέχρι τοῦ μυρρίνου.
ΚΛ. *ἀλλ' οἵ γ' ἐμοὶ λέγουσιν ὡς ἄρξαι σε δεῖ*
χώρας ἁπάσης ἐστεφανωμένον ῥόδοις.
ΑΛΛ. *οὑμοὶ δέ γ' αὖ λέγουσιν ὡς ἁλουργίδα*
ἔχων κατάπαστον καὶ στεφάνην ἐφ' ἅρματος
χρυσοῦ διώξει Σμικύθην καὶ κύριον.
ΧΟ. *καὶ μὴν ἔνεγκ' αὐτοὺς ἰών, ἵν' οὑτοσὶ*
αὐτῶν ἀκούσῃ. ΔΗΜ. πάνυ γε. καὶ σύ νυν φέρε.
ΚΛ. *ἰδού. ΑΛΛ. ἰδοὺ νὴ τὸν Δί'· οὐδὲν κωλύει.*

ΧΟ. Ἥδιστον φάος ἡμέρας
ἔσται τοῖσι παροῦσι πᾶ-
973—984 = 985—996

ADNOTATIO CRITICA.

v. 968 *στέφανον* Meinekius. — v. 969 *διώξει*] Elmsleius. — *καὶ Πυρρίαν* coni. Reiskius, *κἀγύρριον* Dindorfius. — v. 970 choro dedit Engerus. — *αὐτοὺς ἐσιὼν* Brunckius. *αὔτ' εἰσιὼν* Blaydesius. — v. 971 *ΔΗΜ.*] Engerus. — v. 972 *ΚΛ. ἰδού γ' ἰδού, νὴ τὸν Δί'· οὐδὲν κωλύει* coni. Meinekius. *ΚΛ. ἴω; ΑΛΛ. ἴω; ΔΗΜ. νὴ τὸν Δί', οὐδὲν κωλύει* coni. Bergkius. *ΚΛ. ἰδού. ΑΛΛ. ἰδού. ΔΗΜ. θέοιτ' ἄν. ΚΛ. καὶ ΑΛΛ. οὐδὲν κωλύει* coni. Blaydesius. — v. 974 sq. *παροῦσι πᾶσιν καὶ τοῖς ἀφικνουμένοις*] Dobraeus. *παροῦσι καὶ τοῖσιν εἰσαφικνουμένοις* e Cobeti coniectura Vels. in proecd., sed fortasse legendum esse *τοῖς ἀφιξομένοις,*

SCRIPTURAE DISCREPANTIA.

v. **963** *δεῖ*] *δῆ R* | *ΑΛΛ.*] om. *R* qui *κἂν γε τουτωὶ* ut proprium versum scribit ‖ verba *ΑΛΛ. κἄν γε τουτῳί, ψωλὸν γενέσθαι δεῖ σε* om. *M* ‖ v. **964** *δεῖ*] *δῆ R* | *τοῦ μυρρίνου*] *τῶν μυρρίνου A* ‖ v. **965** *ΚΛ.*] om. *M* ‖ v. **966** allantopolae notam praefixerat, sed erasit *R* | *ἁπάσης*] *ἁπάσας V^1* ‖ v. **967** *ΑΛΛ.*] om. *RM* | *οὑμοὶ*] *ὁὑμοὶ V οἱ μοὶ RM οἱ* (*οἵ Γ*) *'μοὶ ΑΓΘPAld* | *δέ γ' αὖ*] *δ' αὖ ΑΓ^{1}ΘP* | *ἁλουργίδα*] *ἁλουργῖδα A ἀλουργίδα RΓP* ‖ v. **969** *διώξει*] *διώξεις* codd. | *Σμικύθην*] *μικύθην A Σμηκύθης Su* ‖ v. **970** *ΧΟ.*] Demi nota *RΑΓΘ* in ras. *M^2* Cleonis nota *VPAld* | *ἰών*] *εἰσιὼν VΑΓΘP* ‖ v. **971** *ΔΗΜ.*] — *M* : *R* allantopolae nota *VAPAld* Cleonis *ΓΘ* | *γε*] in ras. *$Γ^2$* | ante *καὶ*] Demi nota est *PAld* : *R* — *M* | *νυν*] om. *P δὴ Ald νῦν* ceteri ‖ v. **972** *ΚΛ.*] om. *RM* allantopolae nota *ΓΘ* | *ΑΛΛ.*] om. *PM* : *R* Cleonis nota *ΓΘ* | ante *νὴ*] allantopolae nota est *P* Demi *Ald* rasura trium litt. *Γ* ‖ ante v. **973** est *ΣΤΡΟΦΗ.' Ald* ‖ v. **974** *τοῖσι*] *τοῖσιν V τοῖς R* | *παροῦσι*] *παροῦσιν V* | *πᾶσιν*] om. codd.

σιν καὶ τοῖς ἀφικνουμένοις, 975
ἣν Κλέων ἀπόληται.
καίτοι πρεσβυτέρων τινῶν
οἵων ἀργαλεωτάτων
ἐν τῷ δείγματι τῶν δικῶν
ἤκουσ' ἀντιλεγόντων, 980
ὡς εἰ μὴ 'γένεθ' οὗτος ἐν
τῇ πόλει μέγας, οὐκ ἂν ἤ-
στην σκεύη δύο χρησίμω,
δοῖδυξ οὐδὲ τορύνη.

Ἀλλὰ καὶ τόδ' ἔγωγε θαυ- 985
μάζω τῆς ὑομουσίας
αὐτοῦ· φασὶ γὰρ αὐτὸν οἱ
παῖδες οἳ ξυνεφοίτων,
τὴν Δωριστὶ μόνην ἂν ἀρ-
μόττεσθαι θαμὰ τὴν λύραν, 990
ἄλλην δ' οὐκ ἐθέλειν μαθεῖν·

ADNOTATIO CRITICA.

κακῶς, conl. Hesych.: *ἀφίξεται· παραγενήσεται. καὶ τοῖσι δεῦρ' ἀφικνουμένοις* Bentleius. *δεῦρο τοῖς ἀφικνουμένοις* Porsonus. *παροῦσι καὶ τοῖς ἀποῦσιν, ἱκνουμένως* Bergkius. *παροῦσι κἀστοῖς καὶ τοῖς ἀφικνουμένοις* O. Schneiderus. — v. 976 *ἣν οὗτός γ' ἀπόληται* Keckius. *ἣν κλάων ἀπόληται* O. Schneiderus, inepte. — v. 981 *'γένεθ'*] apud Scaligerum. — v. 989 *μόνην μὲν ἁρμόττεσθαι* Bernhardyum secutus Vels. in procd. *μόνην ἐναρμόττεσθαι* Dindorfius.

SCRIPTURAE DISCREPANTIA.

v. **975** *καὶ*] versui antecedenti adiungunt codd. | *τοῖς ἀφικνουμένοις*] *τοῖσιν ἀφικνουμένοισιν* libri ‖ v. **976** *ἀπόληται*] *ἀπόλληται* *ΑΓ* ‖ v. **978** *ἀργαλεωτάτων*] *ἀργαλεωτέρων* *M* ‖ v. **981** *'γένεθ'*] *γένοιθ'* libri (et *Su* v. *δοῖδυξ*) ‖ vv. **982—996** in *ΑΓΘ* sic scripti sunt, ut singuli versus finiantur vocibus: *οὐκ ἂν* | *δύο* | *χρησίμω* | *τορύνη* | *θαυμάζω* | *αὐτοῦ* | *παῖδες* | *μόνον* | *λύραν* | *τὸν* | *κελεύσιν* | *μαθεῖν* | *δωροδοκηστί* ‖ v. **983** *ἤστην ἐν τῇ πόλει δύο* (ex *δύω* corr. *Α*) *σκεύη χρησίμω* *ΑΓ^{1}Θ* *ἐν τῇ πόλει* expunx. et litteris *β γ δ* superscriptis iustum ordinem restituit *Γ^2* | *δύο*] *δύω* *RVP* *δύ$\overset{ω}{ο}$* *M* | *χρησίμω*] *χρησίμωι* *R* *χρύσίμω* *P* *χρυσίνων* *M* ‖ v. **984** *δοῖδυξ*] *δοίδυξ* *RAΓMAld* ‖ v. **985** desinit *θαυμά* v. **986** incipit *ζω* *VP* v. **986** *ὑομουσίας*] *υἱομουσίας* *V^1* ‖ v. **987** *φασὶ*] *φησὶ* *R* ‖ v. **989** *Δωριστὶ*] litt. *στὶ* in ras. *Θ^2* | *μόνην*] *μόνον* *ΑΓ^{1}Θ* | *ἂν*] *Ald* om. codd. ‖ v. **991** *ἐθέλειν*] *ἐθέλει* *M* | *μαθεῖν*] *λαβεῖν* *Su* v. *δωριστί* ‖

κατα τὸν κιθαριστὴν
ὀργισθέντ' ἀπάγειν κελεύ-
ειν, ὡς ἁρμονίαν ὁ παῖς
οὗτος οὐ δύναται μαθεῖν
ἢν μὴ δωροδοκιστί.

ΚΛ. Ἰδοὺ θέασαι, κοὐχ ἅπαντας ἐκφέρω.
ΑΛΛ. οἴμ' ὡς χεσείω, κοὐχ ἅπαντας ἐκφέρω.
ΔΗΜ. ταυτὶ τί ἐστι; ΚΛ. λόγια. ΔΗΜ. πάντ'; ΚΛ. ἐθαύμασας;
καὶ νὴ Δί' ἔτι γέ μοὔστι κιβωτὸς πλέα.
ΑΛΛ. ἐμοὶ δ' ὑπερῷον καὶ ξυνοικία δύο.
ΔΗΜ. φέρ' ἴδω, τίνος γάρ εἰσιν οἱ χρησμοί ποτε;
ΚΛ. οὑμοὶ μέν εἰσι Βάκιδος. ΔΗΜ. οἱ δὲ σοὶ τίνος;
ΚΛ. Γλάνιδος, ἀδελφοῦ τοῦ Βάκιδος γεραιτέρου.
ΔΗΜ. εἰσὶν δὲ περὶ τοῦ; ΚΛ. περὶ Ἀθηνῶν, περὶ Πύλου,
περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἁπάντων πραγμάτων.
ΔΗΜ. οἱ σοὶ δὲ περὶ τοῦ; ΑΛΛ. περὶ Ἀθηνῶν, περὶ φακῆς,
περὶ Λακεδαιμονίων, περὶ σκόμβρων νέων,

ADNOTATIO CRITICA.

v. 996 δωροδοκηστί Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **993** ἀπάγειν] ἐπάγειν *P* ‖ v. **996** δωροδοκιστί] RV^1Su (v. δωριστί et τὴν δωριστί) δωροδοκηστί $V^2A\Gamma\Theta^2PMAld$ δωροδοκητί Θ^1 ‖ v. **997** ἰδοὺ θέασαι] sic codd. ἰδού· θέασαι *Ald* | κοὐχ] $\overset{\kappa}{\chi}$οὐχ' *R* | ἅπαντας] ἅπαντά σ' *A* ‖ v. **998** ΑΛΛ.] om. *M* | οἴμ'] οἴμοι *R* | χεσείω] χευσείω *Ald* | ἅπαντας] ἅπαντά σ' *A* ‖ v. **999** ΔΗΜ.] om. *M* | ΚΛ.] — *M* | ΔΗΜ.] : *R* — *M* | πάντ'] *Ald* πάντα codd. | ΚΛ.] : *R* — *M* | ἐθαύμασας;] ἐθαύμασας, : *R* ἐθαύμασας, *P* ἐθαύμασας· *M* interp. nulla in *A* ‖ v. **1000** νὴ Δί'] νη δία *A* | γέ μοὔστι] γ' ἐμοὔστι *ΓAld* γ' ἐμοῦ'στι *P* ‖ v. **1001** ὑπερῷον] ὑπερῶος *A* | δύο] Θ^2 δύω reliqui omnes ‖ v. **1002** γάρ] γ' ἄρ' $\Theta\Gamma^2$ ‖ v. **1003** οὑμοὶ] οὐμοὶ *RMΘ* ὁὐμοὶ *VAΓPAld* | ΔΗΜ.] om. sed in marg. add. *R* ‖ v. **1004** τοῦ] om. $A\Gamma^1\Theta$ | γεραιτέρου] γεραιετέρου *P* ‖ v. **1005** ΔΗΜ.] om. *P* | εἰσὶν] εἰσὶ $A\Gamma^1\Theta PMAld$ | δὲ περὶ] δὲ δὴ περὶ *V* | ΚΛ.] in ras. *Θ* | Ἀθηνῶν] ἀθηναίων $R\Gamma^2$ ‖ v. **1006** περὶ ante ἐμοῦ om. *A* | ἁπάντων] πάντων *VAΓΘ* ‖ v. **1007** περὶ ante τοῦ in ras. Γ^2 | ΑΛΛ.] om. sed in marg. add. *R* | Ἀθηνῶν] *MAld* ἀθηναίων reliqui

περὶ τῶν μετρούντων τἄλφιτ' ἐν ἀγορᾷ κακῶς,
περὶ σοῦ, περὶ ἐμοῦ· τὸ πέος οὑτοσὶ δάκοι.
ΔΗΜ. ἄγε νυν ὅπως αὐτοὺς ἀναγνώσεσθέ μοι,
καὶ τὸν περὶ ἐμοῦ 'κεῖνον ᾧπερ ἥδομαι,
ὡς ἐν νεφέλῃσιν αἰετὸς γενήσομαι.
ΚΛ. ἄκουε δή νυν καὶ πρόσεχε τὸν νοῦν ἐμοί.
Φράζευ, Ἐρεχθεΐδη, λογίων ὁδόν, ἥν σοι Ἀπόλλων
ἴαχεν ἐξ ἀδύτοιο διὰ τριπόδων ἐριτίμων.
σῴζεσθαί σ' ἐκέλευσ' ἱερὸν κύνα καρχαρόδοντα,
ὃς πρὸ σέθεν λάσκων καὶ ὑπὲρ σοῦ δεινὰ κεκραγὼς
σοὶ μισθὸν ποριεῖ, κἂν μὴ δρᾷς ταῦτ', ἀπολεῖται.
πολλοὶ γὰρ μίσει σφε κατακρώζουσι κολοιοί.
ΔΗΜ. ταυτὶ μὰ τὴν Δήμητρ' ἐγὼ οὐκ οἶδ' ὅ τι λέγει.

ADNOTATIO CRITICA.

v. 1010 περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἀπάντων πραγμάτων Vels. in proecd. περὶ σοῦ, περὶ ἐμοῦ, περὶ — τὸ πέος οὗτος δάκοι coni. Anzius. περὶ σοῦ, περὶ ἐμοῦ, περὶ ἀπάντων πραγμάτων, ἄλλων τε πολλῶν. τὸ πέος οὑτοσὶ δάκοι coni. Kockius. inter περὶ ἀπ. πρ. et τὸ πέος οὑτοσὶ δάκοι dimidium versum excidisse etiam O. Schneiderus existimat. G. Hermannus verba τὸ πέος οὑτοσὶ δάκοι huc per errorem translata esse putat ex versu qui post v. 1229 olim exstitisset ἄκουε δή νυν· τὸ πέος οὑτοσὶ δάκοι. — v. 1011 νυν] Brunckius. — v. 1013 ἀετὸς Dindorfius. — v. 1014 νυν] Dindorfius. — v. 1015 Ἐρεχθεΐδη] Kockius. — v. 1018 πρὸ σέθεν] Hotibius. — χάσκων Vels. in proecd. — v. 1019 δρᾷς] Hotibius.

SCRIPTURAE DISCREPANTIA.

v. **1009** μετρούντων] litt. των in ras. Γ^2 | ἐν ἀγορᾷ] ἐν τἀγορᾷ Θ^2 | κακῶς] καλῶς *RM* ‖ v. **1010** τὸ πέος οὑτοσὶ δάκοι] sic *RAΓΘM* περὶ ἀπάντων πραγμάτων et deinde novo versu scriptum τὸ πέος (πέος ἂν *Ald*) οὑτοσὶ δάκοι *VPAld*. περὶ ἀπάντων πραγμάτων super πέος οὑτοσὶ δάκοι scrips. Γ^2 γρ. περὶ ἀπάντων πραγμάτων in marg. adscr. Θ^2 ‖ v. **1011** νυν] νῦν libri ‖ v. **1012** 'κεῖνον] *PAld* κεῖνον reliqui ‖ v. **1013** νεφέλῃσιν] νεφέλαισιν *R* ‖ v. **1014** ΚΛ.] om. *M* — *R* | νυν] νῦν libri ‖ v. **1015** ante versum est κλ^{ε}/ *M* $\overset{η}{χρ}$ *R* $\overset{μός}{χρησ}$ *Θ* | φράζευ] φράζε *P* | Ἐρεχθεΐδη] ἐρεχθείδη codd. | ὁδόν] θεῶν *A* ‖ v. **1017** σῴζεσθαί] σώιζεσθαί *V* σώζεσθαί reliqui | ἐκέλευσ'] ἐκέλευσεν *AΘ* ‖ v. **1018** πρὸ σέθεν] πρόσθεν *VAΓΘMAld* πρόσθε *RP* | λάσκων] Γ^1*P* χάσκων *RM*Γ^2 δάκνων V^1*A*Θ^1*Ald* γρ. λάσκων in marg. V^2 γρ. χάσκων superscr. Θ^2 γρ. δάκνων superscr. Γ^2 ‖ v. **1019** δρᾷς] δρᾷ vel δρᾶ codices ‖ v. **1020** κατακρώζουσι] κατακρόζουσι *P* κατακράζουσι *V*Γ^1*MAld* | κολοιοί] corr. ex κωλοιοί *R* ‖ v. **1021** ἐγὼ οὐκ] ἔγωγ' οὐκ *R*M^2 | λέγει] λέγοι *A*

τί γάρ ἐστ᾽ Ἐρεχθεῖ καὶ κολοιοῖς καὶ κυνί;
ΚΛ. ἐγὼ μέν εἰμ᾽ ὁ κύων· πρὸ σοῦ γὰρ ἀπύω·
σοὶ δ᾽ εἶπε σῴζεσθαί μ᾽ ὁ Φοῖβος τὸν κύνα.
ΑΛΛ. οὐ τοῦτό φησ᾽ ὁ χρησμός. ἀλλ᾽ ὁ κύων ὁδὶ 1025
ὥσπερ ἀθάρης σου τῶν λογίων παρεσθίει.
ἐμοὶ γάρ ἐστ᾽ ὀρθῶς περὶ τούτου τοῦ κυνός.
ΔΗΜ. λέγε νυν· ἐγὼ δὲ πρῶτα λήψομαι λίθον,
ἵνα μή μ᾽ ὁ χρησμὸς ὁ περὶ τοῦ κυνὸς δάκῃ.
ΑΛΛ. Φράζευ, Ἐρεχθεΐδη, κύνα Κέρβερον ἀνδραποδιστήν,
ὃς κέρκῳ σαίνων σ᾽, ὁπόταν δειπνῇς, ἐπιτηρῶν, 1031
ἐξέδεταί σου τοὔψον, ὅταν σύ ποι ἄλλοσε χάσκῃς·
ἐσφοιτῶν δ᾽ ἐς τοὐπτάνιον λήσει σε κυνηδὸν
νύκτωρ τὰς λοπάδας καὶ τὰς νήσους διαλείχων.
ΔΗΜ. νὴ τὸν Ποσειδῶ πολύ γ᾽ ἄμεινον, ὦ Γλάνι. 1035

ADNOTATIO CRITICA.

v. 1022 *Ἐρεχθείδῃ κολοιοῖς* Bentleius, *Ἐρεχθείδῃ ᾽ν κολοιοῖς* Vels. in proecd. — v. 1026 *ἀθάρης*] G. Hermannus — v. 1027 *γὰρ ἔστ᾽* Vels. in proecd. — v. 1028 *νυν*] Dindorfius. — v. 1029 *ἵνα μή μ᾽ ὁ χρησμὸς τὸ πέος οὑτοσὶ δάκῃ* Vels. in proecd. — v. 1030 *Ἐρεχθεΐδη*] Kockius. — v. 1031 *σαίνων, ὁπόταν* Vels. in proecd. — v. 1032 *ποι*] Cobetus.

SCRIPTURAE DISCREPANTIA.

v. **1022** *τί*] ex *τις* corr. *V* | *γάρ ἐστ᾽*] *γὰρ ἔστ᾽* *ΑΓΘΡ* | *κολοιοῖς*] *RAld* *κολοιοῖσι* (*κολοίοισι V*) reliqui ‖ v. **1023** *ΚΛ.*] om. *R* | *μέν εἰμ᾽*] *γὰρ εἶμ᾽ R* ‖ v. **1024** *σώιζεσθαι V* *σώζεσθαί* (*σῶζεσθαί R*) reliqui ‖ v. **1026** *ἀθάρης*] *θύρας* codices | *σου*] *που M* ‖ v. **1027** *γάρ ἐστ᾽*] *MAld* *γὰρ ἔστ᾽* reliqui ‖ v. **1028** *ΔΗΜ.*] om. *R* | *λέγε νυν·*] *λέγε νῦν· RM* *λέγε δὴ· ΑΓΘΡ* *λέγε δή· VAld* | *ἐγὼ δὲ*] *ἐγὼ γὰρ* V^1 ‖ v. **1029** *γρ. τὸ πέος οὑτοσὶ δάκῃ* in marg. scriptum erat a V^1, sed rasura deletum est ‖ v. **1030** *ΑΛΛ.*] om. *RVM* $\overset{\eta}{\chi\varrho}$ *R* *χρησμὸς* adscripsit Θ^2 | *φράζευ*] *φράζε P* | *Ἐρεχθεΐδη*] *ἐρεχθείδη* codd. | *ἀνδραποδιστήν*] ex *ἀνδραποδίστην* corr. *R* *ἀνδραποδιτὴν P* ‖ v. **1031** ante versum adscripsit *χρησμός* M^2 | *ὃς*] *ὡς A* | *σαίνων σ᾽*] *ΑΓΘ* *σαίνων* (om. *σ᾽*) reliqui ‖ v. **1032** *ἐξέδεταί*] *ἐξέλεταί RM* | *τοὔψον*] *τ᾽ ὄψον ΑΘ* | *ποι*] *που* libri (et *Su* v. *ὅταν συ*) | *χάσκῃς*] *χάσκοις P* ‖ v. **1033** *δ᾽ ἐς*] *δ᾽ εἰς P* *τ᾽ ἐς R* | *τοὐπτάνιον*] *τ᾽ουπτάνιον V* *ὀπτάνιον οὕτως καὶ ἐν ἄλλαις* *B″* in marg. adscr. V^2 *τοὐπτανεῖον A* *τοὐπτανίον Θ* *τοῦ πτάνιον Γ* *γρ. καὶ πτανεῖον διφθόγγως* superscr. Γ^2 *τοὐπάνιον P* | *λήσει*] *λάσει P* ‖ v. **1034** *διαλείχων*] *διαλίχων R* ‖ v. **1035** *ΔΗΜ.*] om. *M* | *πολύ γ᾽*] *πυλὺ γ᾽* (sic) *R*

ΚΛ. ὦ τᾶν, ἔτ' ἄκουσον, εἶτα διάκρινον, τόδε·
Ἔστι γυνή, τέξει δὲ λέονθ' ἱεραῖς ἐν Ἀθήναις,
ὃς περὶ τοῦ δήμου πολλοῖς κώνωψι μαχεῖται,
ὥστε περὶ σκύμνοισι βεβηκώς· τὸν σὺ φυλάξαι,
τεῖχος ποιήσας ξύλινον πύργους τε σιδηροῦς.
ταῦτ' οἶσθ' ὅ τι λέγει; *ΔΗΜ.* μὰ τὸν Ἀπόλλω 'γὼ
μὲν οὔ.
ΚΛ. ἔφραζεν ὁ θεός σοι σαφῶς σῴζειν ἐμέ·
ἐγὼ γὰρ ἀντὶ τοῦ λέοντός εἰμί σοι.
ΔΗΜ. καὶ πῶς μ' ἐλελήθεις Ἀντιλέων γεγενημένος;
ΑΛΛ. ἓν δ' οὐκ ἀναδιδάσκει σε τῶν λογίων ἑκών,
ὅ τι τὸ σιδηροῦν ἐστι τεῖχος καὶ ξύλον,

ADNOTATIO CRITICA.

v. 1036 *ἔτ'*] et *τόδε*] scribi iusserat Vels. in proecdosi (in textu exhibuerat *ὦ τάν, ἄκουσον, εἶτα διακρ. τότε*). *τόδε* commendaverat iam J. H. Vossius, deinde Meinekius. *τοδί* maluerit Poekelius. *ΔΗΜ. τὸ τί;* coni. Bambergius. *ὦ τᾶν ἀκούσας εἶτα διάκρινον τοδί* Blaydesius. — v. 1039 *φυλάξαι*] Bekkerus. — v. 1044 *ἐλελήθης* e Brunckii sententia Vels. in proecd. — v. 1045 *ἓν δ'*] Cobetus. *ἓν* Vels. in proecd. — v. 1046 *ὅ τι τὸ*] scripsit Vels. praeeunte Cobeto, sed ita ut delendum censeret *μόνον* tanquam glossema ad *ἓν* vocem antecedentis versus additum (*λογίων μόνον, ὅ τι τὸ* iusserat Cobetus). *λογίων ἑκὼν μόνον, ὃ*

SCRIPTURAE DISCREPANTIA.

v. **1036** *ΚΛ.*] om. *M* | *ἔτ'*] om. libri | *ἄκουσον*] litt. *ον* in ras. Γ^2 *ἀκούσας* *Θ* *γρ. ἄκουσον* superscr. Θ^2 | *τόδε*] *τότε* libri ‖ v. **1037** ante versum *χρησμὸς* adscr. Θ^2 | *δὲ*] *τὲ* *R* | *ἐν*] ex *ἂν* ut vid. corr. *M* ‖ v. **1039** *ὥστε*] *ὡς* *R* | *τὸν*] $R\Gamma^2M$ *ὃν* reliqui | *φυλάξαι*] *φύλαξαι* $R\Gamma^2PMAld$ ex *φυλάξαι* corr. *V* *φύλασσε* $A\Gamma^1\Theta$ v. **1040** *ποιήσας*] o super *οι* pinx. Γ^2 ‖ v. **1041** ante versum est allantopolae nota in *A*, Demi in reliquis; *γρ. κλ.* superscr. Θ^2 | *οἶσθ'*] *ἴσθ'* *A* | *ΔΗΜ.*] *A* : *R* om. *M* allantopolae nota in reliquis, *γρ. δῆμος* superscr. Θ^2 ‖ v. **1042** *ΚΛ.*] om. *M* | *ἔφραζεν*] *RM* *ἔφρασεν* reliqui | *σαφῶς σῴζειν*] *M* *σαφῶς σώζειν* in ras. V^2 *σώζειν μὲν* scripserat V^1 $\overset{\beta}{\text{σαφως}}$ $\overset{\alpha}{\text{σώζειν}}$ *Γ* litt. *α β* superscr. Γ^2 *σαφῶς σώζειν* reliqui ‖ v. **1043** *τοῦ*] om. *ΑΘ* ‖ v. **1044** *ΔΗΜ.*] om. *RM* | *μ' ἐλελήθεις*] *μελελήθεις* *M* *με λήθεις* *R* | *γεγενημένος*] *γενόμενος* *ΑΓΘ* *γρ. γεγενημένος* superscr. $\Theta^1\Gamma^2$ ‖ v. **1045** *ΑΛΛ.*] om. *M* | *δ'*] om. codices ‖ v. **1046** *ὅ τι τὸ*] *ὃ μόνον* codices | *ἐστι τεῖχος*] *RM* *τεῖχός ἐστι* *VPAld* *τεῖχος ἐστὶ* *ΑΓΘ* | *ξύλον*] *ξύλων* *RAΘ* PM^1 *ξύλων* litt. *ων* in ras. *V* *ξύλινον* superscr. M^2 *γρ. καὶ ξύλινον* in marg. adscr. V^2 *ξύλον* Γ^1Ald $\overset{\omega}{\text{ινον}}$ superscr. Γ^2

ἐν ᾧ σε σῴζειν τόνδ' ἐκέλευσ' ὁ Λοξίας.
ΔΗΜ. πῶς δῆτα τοῦτ' ἔφραζεν ὁ θεός; ΑΛΛ. τουτονὶ
δῆσαί σ' ἐκέλευ' ἐν πεντεσυρίγγῳ ξύλῳ.
ΔΗΜ. ταυτὶ τελεῖσθαι τὰ λόγι' ἤδη μοι δοκεῖ.
ΚΛ. μὴ πείθου· φθονεραὶ γὰρ ἐπικρώζουσι κορῶναι.
ἀλλ' ἱέρακα φίλει, μεμνημένος ἐν φρεσίν, ὥς σοι
ἤγαγε συνδήσας Λακεδαιμονίων κορακίνους.
ΑΛΛ. τοῦτό γέ τοι Παφλαγὼν παρεκινδύνευσε μεθυσθείς.
Κεκροπίδη κακόβουλε, τί τοῦθ' ἡγεῖ μέγα τοὔργον;
καί κε γυνὴ φέροι ἄχθος, ἐπεί κεν ἀνὴρ ἀναθείη·
ἀλλ' οὐκ ἂν μαχέσαιτο· χέσαιτο γάρ, εἰ μαχέσαιτο.
ΚΛ. ἀλλὰ τόδε φράσσαι, πρὸ Πύλου Πύλον ἥν σοι ἔφραζεν.
Ἔστι Πύλος πρὸ Πύλοιο — ΔΗΜ. τί τοῦτο λέγει, πρὸ
Πύλοιο;
ΑΛΛ. τὰς πυέλους φησὶν καταλήψεσθ' ἐν βαλανείῳ.
ΔΗΜ. ἐγὼ δ' ἄλουτος τήμερον γενήσομαι·

ADNOTATIO CRITICA.

σιδ. Dindorfius. — *σιδηροῦν τ'* (vel *σιδήρου τ'*) *ἐστι* coni. Bergkius. *σιδήρου γ' ἐστὶ* Anzius. *σιδήρου 'νέστι* O. Schneiderus. — *ξύλου*] Blaydesius. *ξύλου* dederat Vels. in proecd. — v. 1049 *ἐκέλευ' ἐν*] Elmsleius. — v. 1052 *ὥς*] Bergkius. — v. 1056 *ἀναθείη* Cobetum secutus Vels. in proecd. — v. 1058 *φράσσαι*] Bekkerus. — v. 1061 *γενήσομαι;* cum Meinekio Vels. in proecd., fortasse recte.

SCRIPTURAE DISCREPANTIA.

v. **1047** *σῴζειν*] *RVM* *σώζειν* reliqui ‖ v. **1048** *ΔΗΜ.*] om. *RM* | *ΑΛΛ.*] : *R* — *M* ‖ v. **1049** *ἐκέλευ' ἐν*] *ἐκέλευσε* *RΓ* *ἐκέλευε* reliqui *ἐν* om. etiam *Su* v. *πεντεσυρίγγῳ ξύλῳ* ‖ v. **1050** *ΔΗΜ.*] om. *R* — *M* ‖ v. **1051** *ΚΛ.*] om. *RM* *κλέων* in ras. *Γ* | *ἐπικρώζουσι*] *ἐπικρόζουσι* *P* ‖ v. **1052** *φίλει*] *φιλεῖ* *M* | *ὥς*] *ὅς* libri ‖ v. **1053** *κορακίνους*] *καρκίνους* *ΑΓ*^{1}*Θ* *γρ. κορακίνους* superscr. *Γ*^{2} ‖ v. **1054** *ΑΛΛ.*] om. *M* *ἀλλ*^{α}/ in ras. *Γ* *δ*^{μ}*η* *ΑΡ* | *γέ*] *δέ* *R* ‖ v. **1055** ante versum est allantopolae nota *ΑΡ* rasura del. not. pers. *Γ* | *ἡγεῖ*] *ἡγῇ* *Γ*^{1}*ΘΜ* ‖ v. **1056** *καί κε*] *καί με* *M* *καί γε* *RΑΓ*^{1}*Θ* *ἂν* et *γρ. καί κε* superscr. *Γ*^{2} | *φέροι*] *RΓ*^{2}*Ald* *φέρει* reliqui | *ἀναθείη*] *καταθείη* *ΑΓ*^{1}*Θ* *γρ. ἀναθείη* superscr. *Γ*^{2} ‖ v. **1057** *γὰρ, εἰ*] *γὰρ ἢ* *M* ‖ v. **1058** *ΚΛ.*] om. *M* | *φράσσαι*] *φράσαι* *RΓ*^{2}*M* *φράζευ* reliqui | *ἔφραζεν*] *ἔφραξε* *Α* *ἔφραξεν* *Θ*^{1} ‖ v. **1059** *ΔΗΜ.*] om. *M* supra lin. adi. *Θ* | *λέγει πρὸ Πύλοιο*] *λέγει τὸ πύλοιο* *R* ‖ v. **1060** *ΑΛΛ.*] om. *M* *κλ.* *Θ* | *φησὶν*] *φησὶ* codd. | *ἐν*] *ἐν τῷ* *Θ* ‖ v. **1061** *ΔΗΜ.*] — *M* | *δ'*] *δ* ex *δὲ* corr. *V* *δὲ* *P* | *γενήσομαι·*] *γενήσομαι;* *Γ* ‖

[οὗτος γὰρ ἡμῶν τὰς πυέλους ἀφήρπασεν.]

. . . .

ΑΛΛ. ἀλλ' οὑτοσὶ γάρ ἐστι περὶ τοῦ ναυτικοῦ
ὁ χρησμός, ᾧ σε δεῖ προσέχειν τὸν νοῦν πάνυ.
ΔΗΜ. προσέχω· σὺ δ' ἀναγίγνωσκε, τοῖς ναύταισί μου
ὅπως ὁ μισθὸς πρῶτον ἀποδοθήσεται.
ΑΛΛ. Αἰγεΐδη, φράσσαι κυναλώπεκα, μή σε δολώσῃ,
λαίθαργον, ταχύπουν, δολίαν κερδὼ πολύιδριν.
οἶσθ' ὅ τι ἐστὶν τοῦτο; *ΔΗΜ.* Φιλόστρατος ἡ κυναλώπηξ.
ΑΛΛ. οὐ τοῦτό φησιν, ἀλλὰ ναῦς ἑκάστοτε
αἰτεῖ ταχείας ἀργυρολόγους οὑτοσί·
ταύτας ἀπαυδᾷ μὴ διδόναι σ' ὁ Λοξίας.
ΔΗΜ. πῶς δὴ τριήρης ἐστὶ κυναλώπηξ; *ΑΛΛ.* ὅπως;
ὅτι ἡ τριήρης ἐστὶ χὠ κύων ταχύ.
ΔΗΜ. πῶς οὖν ἀλώπηξ προσετέθη πρὸς τῷ κυνί;

ADNOTATIO CRITICA.

versum 1062 ut spurium notavit, recte me iudice, Kappeynius van de Copello. Allantopolae dedit et pro *ἀφήρπασεν* scripsit *ὑφαρπάσει* Vels. in proecd. *ὑφήρπασεν* coniecerat Meinekius, *ἀφαρπάσει* Bothius. Versu 1062, qui olim procul dubio in margine ad v. 1060 adscriptus erat, in textum recepto plures versus videntur expulsi esse: utique hiat oratio, quamobrem lacunam significavi. — v. 1067 *Αἰγεΐδη*] Kockius. — *φράσσαι*] Brunckius. — v. 1069 *οἶσθ' ὅ τι ἔστιν* Bekkerus. *οἶσθ' ὅ τι γ' ἔστιν* Brunckius. — v. 1070 *ἀλλ' ἃ ναῦς* Lentingius. *ἃς δὲ ναῦς* Blaydesius. — v. 1075 *ἡ τριήρης τ'* („nisi fuit *χἠ τριήρης*") Meinekius.

SCRIPTURAE DISCREPANTIA.

v. **1062** ante versum est allantopolae nota *VΑΓΘΡAld* | *οὗτος*] *αὐτὸς VΑΓΘΡAld γρ. οὑτοσί* superscr. Γ^2 | *ἀφήρπασεν*] *ἀφηρπάσεσεν P* ‖ v. **1063** *ΑΛΛ.*] — *R* om. reliqui | *ἐστι*] *ἐστὶν R* ‖ v. **1064** *σε*] om. *R* ‖ v. **1065** *ΔΗΜ.*] om. *R* — *M* | *ἀναγίγνωσκε*] *M* *ἀναγίνωσκε* reliqui ‖ v. **1067** *ΑΛΛ.*] om. *R* — *M* | *Αἰγεΐδη*] *αἰγείδη* codd. | *φράσσαι*] *φράσαι RVΑΡΜ φρᾶσαι ΓΘAld* | *κυναλώπεκα*] *τὴν κυναλώπεκα* Θ^1 ‖ v. **1069** ante versum est — *M* | *ὅ τι ἐστὶν τοῦτο*] *ὅ τι ἐστὶ τοῦτο RM ὅτι (ὅ, τι, V) τί ἐστι τοῦτο VP ὅτι τοῦτο* $A\Gamma^1\Theta$ *ἐστὶ* superscr. Γ^2 *ὅτι τοῦτο τί ἐστι Ald* | *ΔΗΜ.*] om. *M* : *R* ‖ v. **1070** *ΑΛΛ.*] — *M* | *ἑκάστοτε*] *ἑκάστητε P* ‖ v. **1071** *ἀργυρολόγους*] corr. ex *ἀργυλορολόγους R* ‖ v. **1072** *ταύτας*] *ταῦτά σ' R* ‖ v. **1073** *ΔΗΜ.*] om. *M* — *R* | *ἐστι κυναλώπηξ* :- in ras. *V* | *ΑΛΛ.*] : *R* — *M* ‖ v. **1074** *ὅτι ἡ*] *ὅτι* V^1M (*ἡ* supra lin. adscr. V^2) *ὁτιή ΓΡ ὁτιὴ Ald* ‖ v. **1075** *ΔΗΜ.*] — *RM* | *προσετέθη*] *προσετίθη P* | *πρὸς*] *σὺν* superscr. Γ^2 | *τῷ*] *τῇ M*

ΑΛΛ. ἀλωπεκίοισι τοὺς στρατιώτας ᾔκασεν,
ὁτιὴ βότρυς τρώγουσιν ἐν τοῖς χωρίοις.
ΔΗΜ. εἶεν·
τούτοις ὁ μισθὸς τοῖς ἀλωπεκίοισι ποῦ;
ΑΛΛ. ἐγὼ ποριῶ, καὶ τοῦτον ἡμερῶν τριῶν.
ἀλλ' ἔτι τόνδ' ἐπάκουσον ὃν εἶπέ σοι ἐξαλέασθαι
χρησμὸν Λητοΐδης Κυλλήνην, μή σε δολώσῃ.
ΔΗΜ. ποίαν Κυλλήνην; *ΑΛΛ.* τὴν τούτου χεῖρ' ἐποίησεν
Κυλλήνην ὀρθῶς, ὁτιὴ φήσ' „ἔμβαλε κυλλῇ.“
ΚΛ. οὐκ ὀρθῶς φράζει· τὴν Κυλλήνην γὰρ ὁ Φοῖβος
ἐς τὴν χεῖρ' ὀρθῶς ἠνίξατο τὴν Διοπείθους.
ἀλλὰ γάρ ἐστιν ἐμοὶ χρησμὸς περὶ σοῦ πτερυγωτός,
αἰετὸς ὡς γίγνει καὶ πάσης γῆς βασιλεύεις.
ΑΛΛ. καὶ γὰρ ἐμοί· καὶ γῆς καὶ τῆς ἐρυθρᾶς γε θαλάσσης,
χὤτι γ' ἐν Ἐκβατάνοις δικάσεις λείχων ἐπίπαστα.
ΚΛ. ἀλλ' ἐγὼ εἶδον ὄναρ, καί μοὐδόκει ἡ θεὸς αὐτὴ

ADNOTATIO CRITICA.

v. 1079 virgulam posuit Kockius. — v. 1080 τοῦδ' Cobetum secutus Vels. in proecd. — v. 1088 σὺ pro γε e coniectura Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **1076** *ΑΛΛ.*] om. *R* — *M* | ᾔκασεν] εἴκασεν *ΑΓΘ* γρ. εἴκασε in marg. adscr. V^2 ‖ v. **1078** *ΔΗΜ.*] om. *M* | εἶεν] antecedenti versui adiectum est in *V*, insequenti in reliquis | εἶεν] εἶ ἓν ex εἰ ἓν corr. *R* | ὁ] in ras. *V* | ἀλωπεκίοισι] ἀλωπικίοισι *R* ἀλωπεκίοισιν· *M* | ποῦ;] om. *M* ποῦ: *V* ποῦ· reliqui ‖ v. **1079** *ΑΛΛ.*] — *M* ‖ v. **1080** τόνδ'] τῶνδ' *R* ‖ v. **1081** Λητοΐδης] λητοΐδης *R* v. **1082** *ΔΗΜ.*] — *RM* | Κυλλήνην] littera λλ in ras. $Γ^2$ | *ΑΛΛ.*] : *R* — *M* | ἐποίησεν] *Γ* ἐποίησε reliqui γρ. εἶπεν superscr. $Γ^2$ ‖ v. **1083** Κυλλήνην] κυλλήνην· *Α* κυλλήνην. ἣν *R* | ἔμβαλε] ἔμβαλλε *P* v. **1084** *ΚΛ.*] — *M* | φράζει] *R* φράζεις reliqui | ante τὴν est — *M* ‖ v. **1085** ἐς] *Ald* εἰς codices ‖ v. **1086** ἐστιν ἐμοὶ] *R* ἔστιν μοι *Ald* ἔστί μοι *V* ἔστι μοι *ΓΘ* ἐστί μοι *ΑP* ἐστιν *M* qui pergit ὁ χρησμὸς ἐμοὶ περὶ ‖ v. **1087** γίγνει] γίνει $V^1ΑΓ^1P$*Ald* γίνῃ $RV^2Γ^2ΘM$ | ὡς] ὃς superscr. $Γ^2$ | βασιλεύεις] *RM* βασιλεύσεις reliqui ‖ v. **1088** καὶ γῆς] om. *M* | γε] $RΓ^2$ τε $VΑΓ^1ΘP$ με *M* | θαλάσσης] θαλάττης *Γ* ‖ v. **1089** ἐπίπαστα] corr. ex ἐπίπαππα *R* v. **1090** *ΚΛ.*] om. *RM* | μοὐδόκει] μ' οὐδόκει *R* μοι 'δόκει *Γ* γρ. μοι 'δόκει superscr. $Θ^2$ μοι (μοὶ *Θ*) δοκεῖ $VΑΘ^1PM$ *Ald*

τοῦ δήμου καταχεῖν ἀρυταίνῃ πλουθυγίειαν.
ΑΛΛ. νὴ Δία καὶ γάρ ἐγώ· καί μοὐδόκει ἡ θεὸς αὐτὴ
ἐκ πόλεως ἐλθεῖν καὶ γλαῦξ αὐτῇ 'πικαθῆσθαι·
εἶτα κατασπένδειν κατὰ τῆς κεφαλῆς ἀρυβάλλῳ
ἀμβροσίαν κατὰ σοῦ, κατὰ τούτου δὲ σκοροδάλμην.
ΔΗΜ. ἰοὺ ἰού. 1096
οὐκ ἦν ἄρ' οὐδεὶς τοῦ Γλάνιδος σοφώτερος.
καὶ νῦν ἐμαυτὸν ἐπιτρέπω σοι τουτονὶ
γεροντανωγεῖν κἀναπαιδεύειν πάλιν.
ΚΛ. μήπω γ', ἱκετεύω σ', ἀλλ' ἀνάμεινον, ὡς ἐγὼ 1100
κριθὰςποριῶ σοι καὶ βίον καθ' ἡμέραν.
ΔΗΜ. οὐκ ἀνέχομαι κριθῶν ἀκούων· πολλάκις
ἐξηπατήθην ὑπό τε σοῦ καὶ Θουφάνους.
ΚΛ. ἀλλ' ἄλφιτ' ἤδη σοιποριῶ 'σκευασμένα.
ΑΛΛ. ἐγὼ δὲ μαζίσκας γε διαμεμαγμένας 1105
καὶ τοὔψον ὀπτόν· μηδὲν ἄλλ' εἰ μὴ 'σθιε.
ΔΗΜ. ἀνύσατέ νυν, ὅ τι περ ποιήσεθ'· ὡς ἐγώ,

ADNOTATIO CRITICA.

v. 1100 ἀλλ' ἀνάμεινον, ἔγωγε γὰρ coni. Velsenus, ἀλλ' ἀνάμεινον, ἔγωγ' ἕως coni. O. Schneiderus, contra metrum uterque. — v. 1102 οὐδ' ex Veneto recepit Blaydesius sine causa, idem pro πολλάκις posuit πολλὰ γὰρ probabiliter. — v. 1107 νυν] Dindorfius.

SCRIPTURAE DISCREPANTIA.

vv. **1091. 1092** in textu omissi in margine adiecti sunt a tertia *A* ‖ v. **1091** πλουθυγίειαν] πλοῦθ' ὑγίειαν *R* V^2 Γ^1 *M* πληθυγίειαν *P* | καταχεῖν] litt. αχ in ras. Γ^2 κατασχεῖν *A* ‖ v. **1092** *ΑΛΛ.*] om. *RPM* | Δία] ex δί' corr. V^2 | ἐγώ· καί om. *R* | μοὐδόκει] μουδόκει *R* μοι 'δόκει ΓΘ^2 *Ald* μοι δοκεῖ *VA*Θ^1*PM* ‖ v. **1093** γλαῦξ] *RV* γλαὺξ reliqui ‖ v. **1096** *ΔΗΜ.*] om. *R* | verba ἰοὺ ἰού (ἰού ἰού *V* ἰοὺ ἰοὺ *AΘP*) insequenti versui adi. *AΓΘPAld* antecedenti *V* ‖ v. **1098** καὶ νῦν] καὶ μὴν *Ald* ‖ v. **1100** σ'] σε Θ | ἀλλ'] ἀλλὰ ΓΘ | ἐγὼ] *Ald* ἔγωγε libri manuscripti ‖ v. **1102** *ΔΗΜ.*] om. *M* | οὐκ] οὐδ' *V* | ἀκούων] ἀκούειν *M* ‖ v. **1103** Θουφάνους] θ'ουφάνους *VR* θεοφάνους *Γ* γρ. θεο superscr. Θ^2 θευφάνους *M* ‖ v. **1104** *ΚΛ.*] — *R* om. *M* | ποριῶ] πριῶ *M* | 'σκευασμένα] σκευασμένα *RPM* ‖ vv. **1105. 1106** locum inter se mutaverunt *M* ‖ v. **1105** *ΑΛΛ.*] — *R* om. *M* | μαζίσκας] μαξίσκας *M* | γε] om. *AΓΘ* ‖ v. **1106** ἄλλ'] ἀλλ' *AΘPM* ‖ v. **1107** *ΔΗΜ.*] om. *RM* | ἀνύσατε] ἀνύσετε *A* | νυν] νῦν codd. | ποιήσεθ'] litt. εθ in ras. V^2 scripserat ut vid. ποιήσηθ' V^1

ὁπότερος ἂν σφῷν εὖ με μᾶλλον νῦν ποιῇ,
τούτῳ παραδώσω τῆς πυκνὸς τὰς ἡνίας.
ΚΛ. τρέχοιμ' ἂν εἴσω πρότερος. *ΑΛΛ.* οὐ δῆτ', ἀλλ' ἐγώ.

ΧΟ. Ὦ Δῆμε, καλήν γ' ἔχεις
ἀρχήν, ὅτε πάντες ἄν-
θρωποι δεδίασί σ' ὥσ-
περ ἄνδρα τύραννον.
ἀλλ' εὐπαράγωγος εἶ,
θωπευόμενός τε χαί-
ρεις κἀξαπατώμενος,
πρὸς τόν τε λέγοντ' ἀεὶ
κέχηνας· ὁ νοῦς δέ σου
παρὼν ἀποδημεῖ.
ΔΗΜ. νοῦς οὐκ ἔνι ταῖς κόμαις
ὑμῶν, ὅτε μ' οὐ φρονεῖν

1111—1130 = 1131—1150.

ADNOTATIO CRITICA.

v. 1108 *εὖ με μᾶλλον νῦν ποιῇ*] Kockius. *εὖ με μᾶλλον αὖ ποιῇ* Reisigius. *εὖ με νῦν μᾶλλον ποιῇ* G. Hermannus. *νῦν με μᾶλλον εὖ ποιῇ* Elmsleius. *μᾶλλον εὖ με νῦν ποιῇ* Bergkius.

SCRIPTURAE DISCREPANTIA.

v. **1108** *ἂν*] om. *Su* (v. *ἡνίαι* et *πνυκός*) | *σφῷν*] *σφῶν VΑΓΘ σφῶιν Ald* | *με*] om. *ΑΘ* | *νῦν ποιῇ*] *ποιῇ Α ἂν, εὖ ποιῇ Μ. ἂν ποιῇ* (*ποῆ* V^2*Θ*) reliqui (et *Su* l. l.) *εὖ* superscr. $Γ^2$ ‖ v. **1109** *πυκνὸς*] *πνυκὸς ΑΓΘΡAld* ex *πυκνὸς* corr. *M* ‖ v. **1110** *ΚΛ.*] om. *M* — *R Ἀλλ. Ald ἢ κλέων ἢ ἀλλαν P* | *εἴσω*] *RM ἤδη* reliqui *γρ. εἴσω* superscr. $Γ^2$ | *ΑΛΛ.*] :- *R* Cleonis nota *PAld* ‖ vv. **1111—1150** in *PAld* sic scripti sunt ut bini versus singulis lineis contineantur; vv. **1111—1130** in *ΑΓΘ* sic dispositi, ut singuli versus finiantur vocibus *πάντες* | *τύραννον* | *χαίρεις* | *κέχηνας* | *ἀποδημεῖ·* | *νομίζετε* | *ἠλιθιάζω·* | *τοκαθημέραν* | *ἕνα* | *ἐπάταξα.* Sed $Θ^2$ signo ″ versuum dispositionem quae est in *RVPM* adnotavit ‖ v. **1111** ante versum est *ΣΤΡΟΦΗ: Ald* | *ΧΟ.*] om. *M* v. **1113** *ὥσ-*] *ὥσπερ* sed litt. *περ* in scribendo del. *R* ‖ v. **1114** *ἄνδρα*] om. sed supra lin. adscr. *A* ‖ v. **1116** *χαί-*] *χαίρεις* sed litt. *ρεις* in scribendo del. *R* ‖ v. **1118** *πρὸς τόν τε*] *RSu* (v. *εὐπαράγωγος*) *πρός τε τὸν* reliqui ‖ v. **1119** *δέ σου*] *τέ σου ΑΘ τὲ σου* $Γ^1$ *γρ. δὲ σου* superscr. $Γ^2$ ‖ v. **1121** ante versum est *ΣΥ΄ΣΤΗΜΑ κ ΠΕΡΙΚΟΠΗ΄Ν Ald* | *ΔΗΜ.*] om. *M* | *κόμαις*] *κώμαις* V^1*Γ γνώμαις A* ‖ v. **1122** *ὑμῶν*] *ἡμῶν P* | *ὅτε*] *ὅτι ΑΘ* ‖

νομίζετ'· ἐγὼ δ' ἑκὼν
  ταῦτ' ἠλιθιάζω.
αὐτός τε γὰρ ἥδομαι
βρύλλων τὸ καθ' ἡμέραν,
κλέπτοντά τε βούλομαι
τρέφειν ἕνα προστάτην·
τοῦτον δ', ὅταν ᾖ πλέως,
  ἄρας ἐπάταξα.

ΧΟ. Χοὔτω μὲν ἂν εὖ ποιοῖς,
εἴ σοι πυκνότης ἔνεστ'
ἐν τᾷ τρόπῳ, ὡς λέγεις,
  τούτῳ πάνυ πολλή,
εἰ τούσδ' ἐπίτηδες ὥσ-
περ δημοσίους τρέφεις
ἐν τῇ πυκνί, κᾆθ' ὅταν
μή σοι τύχῃ ὄψον ὄν,
τούτων ὃς ἂν ᾖ παχύς,
  θύσας ἐπιδειπνεῖς.

ADNOTATIO CRITICA.

1131 οὕτω Blaydesius (lectionem χοὔτω enim ortam esse ex scriptura male intellecta χο. οὕτω). — μὲν ἄρ' εὖ ποιεῖς e Meinekii coniectura Vels. in proecd. εὖ ποιοί-ης εἰ πυκνότης Meinekius antea coniecerat. καὶ τοῦτο μὲν εὖ ποιεῖς coni. Weckleinius. — v. 1132 καὶ Reiskii coniecturam pro εἰ receperat Vels. in proecd. — v. 1133 ᾧ λέγεις Reiskius. ὃν λέγεις coni. Blaydesius. — v. 1134 οὕτω πάνυ Dobraeus. — v. 1135 καὶ pro εἰ scribendum esse suspicantur Kockius et Blaydesius.

SCRIPTURAE DISCREPANTIA.

v. **1123** νομίζετ'] νομίζετε $A\Gamma^1\Theta$ ‖ v. **1125** τε] om. *A* ‖ v. **1126** βρύλλων] litt. β in ras. *Γ* | τὸ καθ' ἡμέραν] τοκαθημέραν *ΑΘΜ* ‖ v. **1127** βούλομαι] βουλόμενοι Θ^1 ‖ v. **1128** ante versum est — *M* | προστάτην] πρὸς ταύτην *A* ‖ v. **1129** τοῦτον] τούτων *A* | δ' ὅταν] ὅτ' ἂν δ' *R* ‖ v. **1130** ἄρας] in ras. Γ^2 ἄιρας· *R* ἆρασ' *A* ‖ v. **1131** ante versum est *'ΑΝΤΙΣΤΡΟΦΗ.'* *Ald* | χοὔτω] *RSu* (v. πυκνότης) χ'οὕτω *VΓ* χοὕτω *M* οὕτω *ΑΘΡAld* | ποιοῖς] $RV^1\Gamma\Theta MSu$ (l. l.) ποιεῖς *P* ποιῇς V^2A ποιῇς *Ald* ‖ v. **1132. 1133** ἔνε | στ' ἐν codd. ‖ v. **1135** εἰ] in ras. Γ^2 ‖ v. **1137** πυκνί] ex πυκνῇ corr. *R* πνυκί *ΑΘΜAld* πνυκὶ *ΓP* ‖ v. **1138** τύχῃ] τύχοι V^1MSu (v. φαρμακούς) ‖ v. **1139** ᾖ] om. $A\Gamma^1\Theta^1$ supra lin. adi. $\Gamma^2\Theta^2$ ‖ v. **1140** ἐπιδειπνεῖς] ἐπιδειπνῇς *V*

ΔΗΜ. σκέψασθε δέ μ', εἰ σοφῶς
αὐτοὺς περιέρχομαι,
τοὺς οἰομένους φρονεῖν
κἄμ' ἐξαπατύλλειν.
τηρῶ γὰρ ἑκάστοτ' αὐ-
τούς, οὐδὲ δοκῶν ὁρᾶν,
κλέπτοντας· ἔπειτ' ἀναγ-
κάζω πάλιν ἐξεμεῖν
ἅττ' ἂν κεκλόφωσί μου,
κημῷ καταμηλῶν.

ΚΛ. Ἄπαγ' ἐς μακαρίαν ἐκποδών. *ΑΛΛ.* σύ γ', ὦ φθόρε.
ΚΛ. ὦ Δῆμ', ἐγὼ μέντοι παρεσκευασμένος
τρίπαλαι κάθημαι, βουλόμενός σ' εὐεργετεῖν.
ΑΛΛ. ἐγὼ δὲ δεκάπαλαί γε καὶ δωδεκάπαλαι
καὶ χιλιόπαλαι καὶ προπαλαιπαλαίπαλαι.
ΔΗΜ. ἐγὼ δὲ προσδοκῶν γε τρισμυριόπαλαι

ADNOTATIO CRITICA.

v. 1150 κημῷ] Blaydesius. — v. 1155 et 1157 προπαλαιπαλαίπαλαι] Dindorfius.

SCRIPTURAE DISCREPANTIA.

v. **1141** ante versum est *ΣΥΣΤΗΜΑ ἝΤΕΡΟΝ. Ald* | *ΔΗΜ.*] om *M* | σκέψασθε] σκέψασθαι *R* | σοφῶς] $\overset{\text{ὅς}}{\text{σοφῶς}}$ *M* ‖ v. **1144** κἄμ'] κάμ' *R* κἆμ' *M* καί μ' reliqui (et *Su* v. περιέρχομαι) ‖ v. **1145** ἑκάστοτ'] ἑκάτοτ' *P* ‖ v. **1145** in *RM* desinit αὐτοὺς v. **1146** incipit οὐδὲ ‖ v. **1147** ἔπειτ'] ἔπειτα γ' *V* | ἀναγ-κάζω] ἀναγκα|ζω *V* ἀναγ(ex ἄναγ' corr.)|κάσω *R* ἀναγ|κάσω *M* ζ superscr. *M*² ‖ v. **1149** ἅττ'] ἀττ' *RΓ* ἅτ' *V* ὅτ' *P* ὅσσ' *Ald* | κεκλόφωσί] ex κεκλωφωσί corr. *R* ‖ v. **1150** κημῷ] κημὸν codd. (et *Su* v. κημὸν καταμηλῶν) | καταμηλῶν] καταμυλῶν *M* ‖ v. **1151** *ΚΛ.*] ἢ ὁ δῆμος adscr. *Γ*² Demi nota est in *RM* et in ras. *V*² (scripserat *V*¹ ut vid. Cleonis) | ἄπαγ'] γράφεται ἔρρ' (αἶρ' *V*) schol. *VAld* | ἐς] γρ. καὶ εἰς superscr. *Γ*² | μακαρίαν] μακαριὰν *Γ* | ἐκποδών] ἐκποδῶν *RVΓP* | *ΑΛΛ.*] om. *RM* rasura del. *V* | φθόρε] ex φθορὲ corr. *R* ‖ v. **1152** *ΚΛ.*] om. *M* | παρεσκευασμένος] παρασκευασμένος *P* ‖ v. **1153** βουλόμενός σ'] βουλόμενόσ' *R* βουλόμενος *ΑΓΘΡ* ‖ v. **1154** *ΑΛΛ.*] om. *M* | γε] om. *R* | δωδεκάπαλαι] δωδεκάπαλαί γε *V* ‖ v. **1155—1157** om. *M* ‖ v. **1155** ἢ χιλιόπαλαι *Su* (v. τρίπαλαι) | προπαλαιπαλαίπαλαι] πρόπαλαι καὶ πάλαι πάλαι *ΑΓΘ* πρόπαλαι πάλαι πάλαι reliqui (et *Su* l. l.) ‖ v. **1156** *ΔΗΜ.*] κλ^ε/ *A*

βδελύττομαί σφω, καὶ προπαλαιπαλαίπαλαι.
ΑΛΛ. οἶσθ' οὖν ὃ δρᾶσον; ΔΗΜ. εἴσομ', ἢν φράσῃς γε σύ.
ΑΛΛ. ἄφες ἀπὸ βαλβίδων ἐμέ τε καὶ τουτονί,
ἵνα σ' εὖ ποιῶμεν ἐξ ἴσου. ΔΗΜ. δρᾶν ταῦτα χρή.
ἄπιτον. ΚΛ. καὶ ΑΛΛ. ἰδού. ΔΗΜ. θέοιτ' ἄν. ΑΛΛ.
ὑποθεῖν οὐκ ἐῶ.
ΔΗΜ. ἀλλ' ἦ μεγάλως εὐδαιμονήσω τήμερον
ὑπὸ τῶν ἐραστῶν νὴ Δί' ἢ 'πιτρίψομαι.
ΚΛ. ὁρᾷς; ἐγώ σοι πρότερος ἐκφέρω δίφρον.
ΑΛΛ. ἀλλ' οὐ τράπεζαν, ἀλλ' ἐγὼ προτεραίτερος.
ΚΛ. ἰδοὺ φέρω σοι τήνδε μαζίσκην ἐγὼ
ἐκ τῶν ὀλῶν τῶν ἐκ Πύλου μεμαγμένην.

ADNOTATIO CRITICA.

v. 1158 alteram versus partem choro tribuerat Vels. in proecd., conl. v. 970. — εἴσομ', ἢν φράσῃς] Porsonus. εἰ δὲ μή, φράσεις Vels. in proecd. — v. 1161 ΚΛ. καὶ ΑΛΛ.] Kockius. ΠΑΦ. Vels. in proecd. ΠΑΦ. ἰδοὺ θέοιμ' ἄν. ΑΛΛ. ὑποθεῖν οὐκ ἐῶ coni. Engerus. ΔΗΜ. θέοιτ' ἄν. ὑποθεῖν οὐκ ἐῶ coni. Blaydesius. — v. 1163 ἢ 'πιτρίψομαι] Kockius ex altera scholiastae explicatione. ἢ 'γὼ θρύψομαι Vels. in proecd., sed idem coniecit pro ἦ v. 1162 scribendum esse ἤ et ἐγὼ δὲ pro ἢ 'γώ, „ut significet θρύψομαι idem atque σεμνυνοῦμαι, quae explicatio legitur in exitu scholii.“ ἀλλ' ἤ — εἰ μὴ θρύψομαι Blaydesius. ἢ διαρραγήσομαι coni. Bergkius. an ἀλλ' ἤ — εἰ 'πιτρίψομαι? conl. v. 175 Av. 176.

SCRIPTURAE DISCREPANTIA.

v. **1157** προπαλαιπαλαίπαλαι] πρόπαλαι πάλαι πάλαι codd. (et Su) ‖ v. **1158** ΑΛΛ.] om. M κλ. Θ ἀλλ$^{\alpha}$ ἢ κλέων Γ | οὖν] om. R | δρᾶσον] ex δράσων corr. R δράσσον V δράσον $A\Gamma^1\Theta$ δράσης superscr. Γ^2 | ΔΗΜ.] om. spatio relicto M | εἴσομ' ἢν] εἰ δὲ μὴ R εἴ γε μὴ reliqui | φράσῃς] φράσεις RAΘPMAld ‖ v. **1159** ΑΛΛ.] om. RV — M κλέων Γ κλ. Θ | τουτονί] τοῦτον Su (v. ἄφες) ‖ v. **1160** ποιῶμεν] VPAld ποῶμεν ΑΓΘΜ ποοῦμεν R | ΔΗΜ.] : R — M αλλ Θ ‖ v. **1161** ΚΛ. καὶ ΑΛΛ.] : R — M allantopolae nota VAPAld Cleonis ΓΘ | ΔΗΜ.] : R om. M | ΑΛΛ.] : R om. spat. rel. M Cleonis nota VAPAld ‖ v. **1162** ἦ] ἡ R ἢ Θ | τήμερον] σήμερον Su (v. θρύψομαι) ‖ v. **1163** ἢ 'πιτρίψομαι] ἢ 'γὼ (ἢ ἐγὼ M ἐγὼ omisso ἢ P) θρύψομαι libri ἐγὼ θρύψομαι Su l. l. ‖ v. **1164** ὁρᾷς;] ὁρᾷς, P ὁρᾷς RVΓ | πρότερος] πρῶτος P | δίφρον] δίφρου A ‖ v. **1165** ΑΛΛ.] om. MAld | τράπεζαν] litt. άπεζαν in ras. V^2 | ante ἀλλ' ἐγὼ] est 'Αλλ. Ald — M spatium trium fere litterarum AP ἀλλ supra lin. adscr. V^2 | v. **1166** ΚΛ.] om. R — M | μαζίσκην] μαξίσκην M ‖ v. **1167** ὀλῶν] ὅλων Γ | μεμαγμένην] μεμαμιγμένην scripserat, sed μι ras. del. V

ΑΛΛ. ἐγὼ δὲ μυστίλας μεμυστιλημένας
ὑπὸ τῆς θεοῦ τῇ χειρὶ τἠλεφαντίνῃ.
ΔΗΜ. ὡς μέγαν ἄρ' εἶχες, ὦ πότνια, τὸν δάκτυλον.
ΚΛ. ἐγὼ δ' ἔτνος γε πίσινον εὔχρων καὶ καλόν·
ἐτόρυνε δ' αὔθ' ἡ Παλλὰς ἡ Πυλαιμάχος.
ΑΛΛ. ὦ Δῆμ', ἐναργῶς ἡ θεός σ' ἐπισκοπεῖ,
καὶ νῦν ὑπερέχει σου χύτραν ζωμοῦ πλέαν.
ΔΗΜ. οἴει γὰρ οἰκεῖσθ' ἂν ἔτι τήνδε τὴν πόλιν,
εἰ μὴ φανερῶς ἡμῶν ὑπερεῖχε τὴν χύτραν;
ΚΛ. τουτὶ τέμαχός σοὔδωκεν ἡ Φοβεσιστράτη.
ΑΛΛ. ἡ δ' Ὀβριμοπάτρα γ' ἐφθὸν ἐκ ζωμοῦ κρέας
καὶ χόλικος ἠνύστρου τε καὶ γαστρὸς τόμον.
ΔΗΜ. καλῶς γ' ἐποίησε τοῦ πέπλου μεμνημένη.
ΚΛ. ἡ Γοργολόφα σ' ἐκέλευε τουτουὶ φαγεῖν
ἐλατῆρος, ἵνα τὰς ναῦς ἐλαύνωμεν καλῶς.

ADNOTATIO CRITICA.

v. 1168 *ἐγὼ δέ γε* coni. Meinekius. *μυστίλας γε* coni. Cobetus. — v. 1177 *σοὔδωκεν*] Reisigius.

SCRIPTURAE DISCREPANTIA.

v. **1168** *ΑΛΛ.*] — *RM* | *μυστίλας*] *μιστύλας* *A* | *μεμυστιλημένας*] *μεμιστυλημένας* *AΘ* ‖ v. **1169** super *τῇ χειρὶ τῇ 'λεφαντίνῃ* scripsit *ῆς ὸς ῆς ης* (i. e. *τῆς χειρὸς τῆς ἐλεφαντίνης*) $Γ^2$ ‖ v. **1170** *ΔΗΜ.*] om. *P* | *ἄρ' εἶχες*] *ἄρχει* *P* ‖ v. **1171** *ΚΛ.*] om *PM* | *γε*] om. *RM* | *πίσινον*] *πίσυνον* *AΓΘM* | *εὔχρων*] *ἐχθρῶν* *M* ‖ v. **1172** *ἐτόρυνε*] ex *ἐτήρυνε* corr. *P* | *δ' αὔθ'*] *Ald* *δ' αὖθ'* *RV*$Γ^2$*M* *θ' αὖθ'* $Γ^1$ *θ' αὖ* *A* *τ' αὖ* *Θ* *τὸ* super *αὖ* scr. $Θ^2$ *δ' αὖ* *P* ‖ v. **1173** *ΑΛΛ.*] — *M* | *σ'*] om. $Γ^1$*PAld* supra lin. adi. $Γ^2$ ‖ v. **1175** *ΔΗΜ.*] om. *Θ* — *M* | *τήνδε τὴν πόλιν*] *τὴν πόλιν τήνδε* *M* | *πόλιν*] ex *πόλην* corr. *R* ‖ v. **1177** *ΚΛ.*] — *M* | *τουτὶ*] *τουτὶ τὸ* *VM* | *σοὔδωκεν*] *σοι δῶκεν* libri ‖ v. **1178** *ΑΛΛ.*] om. *M* | *ὀβριμοπάτρα*] *ὀμβριμοπάτρα* *Ald* *ἐμβριμοπάτρα* *P* | *γ'*] om. *V* | *ἐφθὸν*] *ἑφθὸν* V^2*P* ‖ v. **1179** *τόμον*] *τομόν* *AΓ* *τομὸν* *Θ* ‖ v. **1180** versum hunc in textu omissum supra lin. adi. V^2 | *ΔΗΜ.*] — M^1 | *μεμνημένη*] *μεμνημένος* *A* ‖ v. **1181** *ΚΛ.*] om. *A* | *Γοργολόφα σ'*] *γοργὸλόφας* (*ό* ex *έ* corr. *A*) *AΘPM* lemm. sch. *VΓSu* *γοργολόφασ' σ'* V^1 | *ἐκέλευε*] *ἐκέλευσε* *V* | *τουτουὶ*] *τουτὶ* V^1 *τουτονὶ* *PM* *τουτουί* alterum *υ* in ras. *Γ* ‖ v. **1182** *τὰς*] *ταὺς* *V* | *ἐλαύνωμεν*] ex *ελαυνωμεν* corr. *R* super *ω* scrips. *ο* $Γ^2$ *ἐλαύνοιεν* *V* *γρ.* *ἐλαύνοιεν* superscr. M^2

ΑΛΛ. λαβὲ καὶ ταδί νυν. ΔΗΜ. καὶ τί τούτοις χρήσομαι
τοῖς ἐντέροις; ΑΛΛ. ἐπίτηδες αὔτ' ἔπεμψέ σοι
εἰς τὰς τριήρεις ἐντερόνειαν ἡ θεός· 1185
ἐπισκοπεῖ γὰρ περιφανῶς τὸ ναυτικόν.
ἔχε καὶ πιεῖν κεκραμένον τρία καὶ δύο.
ΔΗΜ. ὡς ἡδύς, ὦ Ζεῦ, καὶ τὰ τρία φέρων καλῶς.
ΑΛΛ. ἡ Τριτογενὴς γὰρ αὐτὸν ἐνετριτώνισεν.
ΚΛ. λαβέ νυν πλακοῦντος πίονος παρ' ἐμοῦ τόμον. 1190
ΑΛΛ. παρ' ἐμοῦ δ' ὅλον γε τὸν πλακοῦντα τουτονί.
ΚΛ. ἀλλ' οὐ λαγῷ' ἕξεις ὁπόθεν δῷς· ἀλλ' ἐγώ.
ΑΛΛ. οἴμοι· πόθεν λαγῷά μοι γενήσεται;
ὦ θυμέ, νυνὶ βωμολόχον ἐξευρέ τι.
ΚΛ. ὁρᾷς τάδ', ὦ κακόδαιμον; ΑΛΛ. ὀλίγον μοι μέλει· 1195
ἐκεινοιὶ γὰρ ὡς ἔμ' ἔρχονταί τινες

ADNOTATIO CRITICA.

v. 1183 *νυν*] Dindorfius. — v. 1189 *ἡ Τριτογένει' ἄρ'* coni. Cobetus. *ἡ Τριτογένεια γ'* vel *ἡ Τριτογένει' αὐτὸν γὰρ* coni. Blaydesius. — v. 1190 *νυν*] Dindorfius. — v. 1196 *ἐκεινοιὶ*] Elmsleius. — *τινες κ. τ. λ.* isiciario dedit Meinekius alteram scholiastae scripturam secutus.

SCRIPTURAE DISCREPANTIA.

v. **1183** *ταδί*] *τὰ δὶ* corr. ex *τὰ δὴ* *R* | *νυν*] *νῦν* libri | *τούτοις*] *τούτοισι* *A* ‖ v. **1184** *ΑΛΛ.*] : *R* om. *M* ‖ v. **1185** *ἐντερόνειαν*] *ΓΜ Ald* *ἐντερονείαν* reliqui ‖ v. **1187** ante versum est ἀλλ$^{\alpha}$/ *V* — *RM* | *καὶ πιεῖν*] *κ'ακπιεῖν* *V* | *κεκραμένον τρία καὶ δύο*] *καὶ τρία καὶ δύο κεκραμένον* (*κεκραμμένον* *ΑΓ*) *ΑΓΘ* ‖ v. **1188** *ΔΗΜ.*] om. *R* — *M* | *ἡδύς*] *ἡδὺ* *M* | *τρία*] *τρί* *P* | *φέρων*] *φέρω* *A* ‖ v. **1189** *ΑΛΛ.*] om. *RΘPM* | *Τριτογενὴς*] *τριτωγενὴς* *P* | *ἐνετριτώνισεν*] RV^1*ΑΓ* *ἐνετριτώνισε* reliqui ‖ v. **1190** *ΚΛ.*] — M^1 αλλ$^{\tau}$/ scripserat sed del. et κλ$^{\varepsilon}$/ adscripsit *R* | *νυν*] *νῦν* libri ‖ v. **1191** *ΑΛΛ.*] — M^1 ‖ v. **1192** *ΚΛ.*] om. *R* | *δῷς*] *δ' ὡς* *M* ‖ v. **1193** *ΑΛΛ.*] om. *A* κλ$^{\varepsilon}$/ *R* ‖ v. **1195** *ΚΛ.*] om. *AM* αλλ$^{\tau}$/ *R* | *τάδ'*] *τόδ'* *ΑΓΘ* | *ΑΛΛ. ὀλίγον μοι μέλει*] proprium versum efficiunt *ΑΓΘ* ‖ *ΑΛΛ.*] om. spat. rel. *M* κλ/ *R* | *μέλει·*] *ταῦτα* adscr. $Θ^2$ *μέλει: ταῦτα* *Γ* ‖ v. **1196** ante versum est nota allantopolae *R* ras. del. *Γ* Cleonis *A* — *M* | *ἐκεινοιὶ γὰρ*] *ἀλλὰ γὰρ ἐκεῖνοι γ'* *Ald* *ἐκεῖνοι* (*ἐκεῖνοι* *R*) *γὰρ* libri mscr. | ante *τίνες*] (sic libri) est allantopolae nota *A* — *M* Cleonis nota in reliquis | *οἱ μὲν τὸ αὐτὸ πρόσωπον, ἵν' ᾖ τινές· οἱ δὲ τοῦ Κλέωνος, ἵν' ᾖ ἐρωτηματικῶς* (*τίνες* add. *Ald*) schol. *VΓΘ Ald*

πρέσβεις ἔχοντες ἀργυρίου βαλλάντια.
ΚΛ. ποῦ ποῦ; ΑΛΛ. τί δὲ σοὶ τοῦτ'; οὐκ ἐάσεις τοὺς ξένους; —
ὦ Δημίδιον, ὁρᾷς τὰ λαγῷ' ἅ σοι φέρω;
ΚΛ. οἴμοι τάλας, ἀδίκως γε τἄμ' ὑφαρπάσας.
ΑΛΛ. νὴ τὸν Ποσειδῶ, καὶ σὺ γὰρ τοὺς ἐκ Πύλου.
ΔΗΜ. εἴπ', ἀντιβολῶ, πῶς ἐπενόησας ἁρπάσαι;
ΑΛΛ. τὸ μὲν νόημα τῆς θεοῦ, τὸ δὲ κλέμμ' ἐμόν.
ΚΛ. ἐγὼ δ' ἐκινδύνευσ', ἐγὼ δ' ὤπτησά γε.
ΔΗΜ. ἄπιθ'· οὐ γὰρ ἀλλὰ τοῦ παραθέντος ἡ χάρις.
ΚΛ. οἴμοι κακοδαίμων, ὑπεραναιδισθήσομαι.
ΑΛΛ. οὔκουν κρινεῖς, ὦ Δῆμ', ὁπότερός ἐστι νῷν
ἀνὴρ ἀμείνων περὶ σὲ καὶ τὴν γαστέρα;

ADNOTATIO CRITICA.

v. 1198 *δὲ σοὶ*] Kockius. — v. 1200 *ὑφαρπάσας*] Dobraeus. *ὑφήρπασας* Vels. in proecd. — v. 1204 totum versum Cleoni dedit Bothius. versum sic ut traditus est inter Cleonem et allantopolen distributum post v. 1201 posuit Ribbeckius; priorem versus partem isiciario, posteriorem Cleoni tribuendam censuit et ante hunc versum unum versum Cleonis excidisse suspicatus est Bambergius; pro *ἐκινδύνευσ'* scribendum esse *ἐκυνηγέτησ'* coniecit Reiskius, quod recepit Blaydesius ita ut scriberet *ἐγὼ δ' ἐκυνηγέτησά γ' ἐξώπτησά τε.* — v. 1206 *ὑπεραναιδισθήσομαι*] Dindorfius. *ὑπεραναιδευθήσομαι* Elmsleio auctore Vels. in proecd. — v. 1207 *οὔκουν κρινεῖς, ὦ Δῆμ'*] scripsi e coniectura. *οὐ διακρινεῖς, ὦ Δῆμ'* scripserat Vels. in proecd., sed requiritur coniunctio. *τί οὐ διακρίνεις δῆθ'* coni. Kockius. *οὔκουν διακρινεῖς δῆθ'* vel *νῦν οὖν διάκριν' ὦ Δῆμ'* Blaydesius.

SCRIPTURAE DISCREPANTIA.

v. **1197** ante versum est allantopolae nota *RΓΘPAld* Cleonis *A* — *M* | *βαλλάντια*] *βαλάντια PMAld* ‖ v. **1198** *ΚΛ.*] om. *M* ἀλλ$^{\underline{αν}}$ *A* | *ΑΛΛ.*] om. *M* spat. vac. rel. *R* κλ^{ε}/ *A* | *δὲ σοὶ*] *δε σοι R* *δέ σοι* reliqui ‖ v. **1199** ante versum est — *R* | *λαγῷ' ἅ σοι*] *λαγῶια σοι R* *λαγῶά σοι A* ‖ v. **1200** *ΚΛ.*] om. *R* — *M* | *γε*] *γὰρ M* | *ὑφαρπάσας*] *ὑφήρπασας* codd. ‖ v. **1201** *ΑΛΛ.*] om. *R* — *M* ‖ v. **1202** *ΔΗΜ.*] — M^1 | *πῶς*] *πῶς μ' Γ* ‖ v. **1203** *ΑΛΛ.*] — *M* ‖ v. **1204** *ΚΛ.*] — M^1 | *ἐκινδύνευσ'*] $AΓ^1$*Ald* *ἐκινδύνευσα* reliqui | ante alterum *ἐγὼ δ'*] est — *M* allantopolae nota in reliquis ‖ v. **1205** *ΔΗΜ.*] in ras. *Γ* — M^1 | *γὰρ ἀλλὰ*] *γάρ· ἀλλὰ AΓΘM Ald* ‖ v. **1206** *ΚΛ.*] — M^1 | *ὑπεραναιδισθήσομαι*] *ὑπεραναιδεσθήσομαι* libri (et *Su* s. v.) ‖ v. **1207** *ΑΛΛ.*] — M^1 | *οὔκουν κρινεῖς, ὦ Δῆμ'*] *τί οὐ διακρίνεις, δῆμ'* (*δῆμ'* om. *M*) libri | *νῷν*] *νῶν R* *νῶϊν A* *νῶιν Ald*

ΔΗΜ. τῷ δῆτ' ἂν ὑμᾶς χρησάμενος τεκμηρίῳ
δόξαιμι κρίνειν τοῖς θεαταῖσιν σοφῶς;
ΑΛΛ. ἐγὼ φράσω σοι. τὴν ἐμὴν κίστην ἰὼν
ξύλλαβε σιωπῇ, καὶ βασάνισον ἅττ' ἔνι,
καὶ τὴν Παφλαγόνος· κἀμέλει κρινεῖς καλῶς.
ΔΗΜ. φέρ' ἴδω, τί οὖν ἔνεστιν; *ΑΛΛ.* οὐχ ὁρᾷς κενήν,
ὦ παππίδιον; ἅπαντα γάρ σοι παρεφόρουν.
ΔΗΜ. αὕτη μὲν ἡ κίστη τὰ τοῦ δήμου φρονεῖ.
ΑΛΛ. βάδιζέ νυν καὶ δεῦρο πρὸς τὴν Παφλαγόνος.
ὁρᾷς; *ΔΗΜ.* ἰώ μοι, τῶν ἀγαθῶν ὅσων πλέα.
ὅσον τὸ χρῆμα τοῦ πλακοῦντος ἀπέθετο·
ἐμοὶ δ' ἔδωκεν ἀποτεμὼν τυννουτονί.
ΑΛΛ. τοιαῦτα μέντοι καὶ πρότερόν σ' ἠργάζετο·
σοὶ μὲν προσεδίδου μικρὸν ὧν ἐλάμβανεν,
αὐτὸς δ' ἑαυτῷ παρετίθει τὰ μείζονα.
ΔΗΜ. ὦ μιαρέ, κλέπτων δή με ταῦτ' ἐξηπάτας;
ἐγὼ δέ τυ ἐστεφάνιξα κἀδωρησάμην.

ADNOTATIO CRITICA.

v. 1211 *τήν τ' ἐμὴν* coni. Meinekius. — v. 1217 *νυν*] Cobetus. *δ' οὖν* Sauppius. — v. 1218 *ὁρᾷς; ΔΗΜ. ἰώ μοι*] Dindorfius. *ὁρᾷς τάδ'; ΔΗΜ. οἴμοι* Elmsleius. — v. 1225 *τ' ἐστεφάνιξα κἀδωρησάμαν* Vels. in proecd. (*τ'* coniecerat Elmsleius).

SCRIPTURAE DISCREPANTIA.

v. **1209** *ΔΗΜ.*] — M^1 | *ὑμᾶς*] litt. *ὑ* in ras. Γ^2 *ἡμᾶς A* || v. **1210** *κρίνειν*] *κρινεῖν AΘP κρίνεῖν Γ* | *θεαταῖσιν*] *R θεαταῖσι* reliqui | *σοφῶς*] *σοφωῖς V* || v. **1211** *ΑΛΛ.*] — *R* om. *M* || v. **1214** *ΔΗΜ.*] om. *M* | *ἔνεστιν*] *ἔνεστ'* Γ^1 *γρ. στιν* superscr. Γ^2 *ἔστιν P ἔστ' Ald* | *ΑΛΛ.*] : *R* — *M* | *οὐχ*] *ἀλλ' οὐχ VAΓΘP ἀλλά γ' οὐχ Ald* | *ὁρᾷς*] *ὁρᾷ* M* || v. **1215** *παππίδιον*] *παπίδιον* (in ras. *α*) *M πατρίδιον* v. l. a schol. *VΓ* allata || v. **1216** *ΔΗΜ.*] — M^1 | *τὰ τοῦ*] *κατὰ τοῦ AΘ* || v. **1217** *ΑΛΛ.*] — M^1 | *νυν*] *γ' οὖν RVM γοῦν* reliqui || v. **1218** *ὁρᾷς;*] *ὁρᾷς νυν; Ald* | *ἰώ μοι*] *οἴμοι* libri | *ὅσων*] *ὅσον Ald* || v. **1220** *τυννουτονί*] *τυνουτονί RAld γρ. καὶ τυννουτοί* superscr. Γ^2 || v. **1221** *ΑΛΛ.*] — M^1 | *σ'*] om. *VA*Θ^1*PAld* supra lin. adi. Θ^2 | *ἠργάζετο*] *R εἰργάζετο* reliqui || v. **1222** *ὧν*] *ὃν P* || v. **1223** *ἑαυτῷ*] *αὑτῷ M αυτῶ P* || v. **1224** *ΔΗΜ.*] — M^1 | *ἐξηπάτας*] *ἐξηπάτησας V*Γ^2*PM* || v. **1225** *τυ*] $V^1\Gamma^2$*PAld τοι R*$V^2A\Gamma^1\Theta^1$*M γρ. υ* superscr. Θ^2 | *κἀδωρησάμην*] *κἀδωρησάμαν M*

ΚΛ. ἐγὼ δ' ἔκλεπτον ἐπ' ἀγαϑῷ γε τῇ πόλει.
ΔΗΜ. κατάϑου ταχέως τὸν στέφανον, ἵν' ἐγὼ τουτῳὶ
αὐτὸν περιϑῶ. *ΑΛΛ.* κατάϑου ταχέως, μαστιγία.
ΚΛ. οὐ δῆτ', ἐπεί μοι χρησμός ἐστι Πυϑικὸς
φράζων, ὑφ' οὗ δεῖ μ' ἀνδρὸς ἡττᾶσϑαι μόνου.
ΑΛΛ. τοὐμόν γε φράζων ὄνομα καὶ λίαν σαφῶς.
ΚΛ. καὶ μήν σ' ἐλέγξαι βούλομαι τεκμηρίοις,
εἴ τι ξυνοίσεις τοῦ ϑεοῦ τοῖς ϑεσφάτοις.
καί σου τοσοῦτο πρῶτον ἐκπειράσομαι·
παῖς ὢν ἐφοίτας εἰς τίνος διδασκάλου;
ΑΛΛ. ἐν ταῖσιν εὔστραις κονδύλοις ἡρμοττόμην.
ΚΛ. πῶς εἶπας; ὥς μου χρησμὸς ἅπτεται φρενῶν.
εἶεν.
ἐν παιδοτρίβου δὲ τίνα πάλην ἐμάνϑανες;
ΑΛΛ. κλέπτων ἐπιορκεῖν καὶ βλέπειν ἐναντία.

ADNOTATIO CRITICA.

v. 1230 *ὑφ' οὗ δεῖ μ' ἀνδρὸς*] Herwerdenus. *ὑφ' οὗ με δεήσει* Reiskius. *ὑφ' οὗ 'δέησέ μ'* Bentleius. *ὑφ' οὗ δεήσειέ μ'* coni. Bergkius. *ὑφ' οὗ χρεὼν ἔμ'* (quod recepit Vels. in proecd.) edidit Dindorfius conl. Aeschyl. Prom. 996, sed idem in adn. Ox. coniecit *ὑφ' οὗ με χρή 'στιν*, quo invento Meinekius, qui antea coniecerat *ὑφ' οὗ δῆτ' ἔστι μ'*, sic usus est ut poetam scripsisse suspicaretur *φράζων ὑφ' οὗ χρῆσταί με νικᾶσϑαι μόνον. ὑφ' οὗ με δεῖ ποϑ'* scripsit Brunckius, *ὑφ' οὗ δίκη 'στί μ'* Kockius. Eiecto *φράζων* scribendum esse coniecerunt *ὑφ' οὗ δεήσει μ' ἀνδρὸς* G. Hermannus, *ὑφ' οὗ δεήσει δῆτά μ'* Duckerus et Anzius, *ὑφ' οὗ δεήσει μ' ἧττον ἡττᾶσϑαι* O. Schneiderus. — v. 1232 *τεκμηρίοις*] Herwerdenus. *τεκμηρίῳ* Vels. in proecd. — v. 1234 *τοσοῦτον* Dindorfius. — v. 1236 *εὔστραις* Vels. in proecd. — v. 1237 *μοὐ*] Dindorfius.

SCRIPTURAE DISCREPANTIA.

v. **1226** *ΚΛ.*] — M^1 ‖ v. **1227** *ΔΗΜ.*] — M^1 ‖ v. **1228** *περιϑῶ*] *παραϑῶ A* | *ΑΛΛ.*] om. *M* om. spat. rel. *R* | *κατάϑου*] *καταϑοῦ A* ‖ v. **1229** *ΚΛ.*] — M^1 ‖ v. **1230** *δεῖ μ'*] *δεήσει μ'* *RVΓ*Θ^2*PMAld* *δεήσειν A*Θ^1 | *ἀνδρὸς*] om. libri ‖ v. **1231** *ΑΛΛ.*] — M^1 ‖ v. **1232** *ΚΛ.*] om. *M* | *ἐλέγξαι*] *ἐλλέγξαι R* | *τεκμηρίοις*] *τεκμηρίῳ* codd. ‖ v. **1233** *τι*] corr. ex *το A* ‖ v. **1235** *εἰς*] *ἐς* libri ‖ v. **1236** *ΑΛΛ.*] — *R* | *εὔστραις*] ex *εὕστραις* corr. *V* *ἐῦστραις R* ‖ v. **1237** *ΚΛ.*] om. *R* — *M* | *μοὐ*] *μ' οὐ V* *μου* reliqui ‖ *εἶεν*] antecedenti versui adi. *V* insequenti *Ald* om. reliqui ‖ v. **1238** ante *ἐν παιδοτρίβου*] est *κλ/ R* *κλὲ/* corr. ex *ἀλλ A* | *πάλην*] *πάλιν RV* ‖ v. **1239** *κλέπτων*] *κλέπτειν AΓΘ* | *ἐναντία*] *R* *ἐναντίον* reliqui ‖

ΚΛ. ὦ Φοῖβ᾽ Ἄπολλον Λύκιε, τί ποτέ μ᾽ ἐργάσει;
τέχνην δὲ τίνα ποτ᾽ εἶχες ἐξανδρούμενος;
ΑΛΛ. ἠλλαντοπώλουν καί τι καὶ βινεσκόμην.
ΚΛ. οἴμοι κακοδαίμων· οὐκέτ᾽ οὐδέν εἰμ᾽ ἐγώ.
λεπτή τις ἐλπίς ἐστ᾽ ἐφ᾽ ἧς ὀχούμεθα.
καί μοι τοσοῦτον εἰπέ· πότερον ἐν ἀγορᾷ
ἠλλαντοπώλεις ἐτεὸν ἢ ᾽πὶ ταῖς πύλαις;
ΑΛΛ. ἐπὶ ταῖς πύλαισιν, οὗ τὸ τάριχος ὤνιον.
ΚΛ. οἴμοι πέπρακται τοῦ θεοῦ τὸ θέσφατον.
κυλίνδετ᾽ εἴσω τόνδε τὸν δυσδαίμονα.
ὦ στέφανε, χαίρων ἄπιθι, κεἴ σ᾽ ἄκων ἐγὼ
λείπω· σὲ δ᾽ ἄλλος τις λαβὼν κεκτήσεται,
κλέπτης μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ᾽ ἴσως.
ΑΛΛ. Ἑλλάνιε Ζεῦ, σὸν τὸ νικητήριον.
ΧΟ. ὦ χαῖρε καλλίνικε, καὶ μέμνησ᾽ ὅτι
ἀνὴρ γεγένησαι δι᾽ ἐμέ· καί σ᾽ αἰτῶ βραχύ,

ADNOTATIO CRITICA.

vm. 1242 totum allantopolae dedit Meinekius. — v. 1248 πεπέρανται coni. Meinekius. κέκρανται coni. Kockius. πέπρωται Poekelius. — v. 1250 κεἴ] Bergkius. κἂν Meinekius. ἄπιθ᾽, ἐπεὶ Blaydesius.

SCRIPTURAE DISCREPANTIA.

v. **1240** *ΚΛ.*] — *M* | Λύκιε] om. *R* | ἐργάσει] ἐργάσῃ V^2 *ΑΘ* ἐργάσῃ *Γ* ‖ v. **1241** ποτ᾽] $\overset{\text{τό}}{\text{πότ᾽}}$ *M* | ante ἐξανδρούμενος] allantopolae nota est *M* ‖ v. **1242** *ΑΛΛ.*] om. *M* | ante καὶ τί] (sic) est : *R* — *M* nota Cleonis *ΑΓΘΡAld* et in ras. V^2 (scripserat etiam V^1 κλ^{ε}/ sed expunxerat) | καὶ τί in ras. V^2 | ante καὶ βινεσκόμην] est : *R*V^2 — *M* nota allantopolae *ΑΓΘΡAld* | καὶ βινεσκόμην] κἀβινεσκόμην *M* ‖ v. **1243** *ΚΛ.*] — *M* ‖ v. **1244** ἐλπίς ἐστ᾽] ἐλπίεστ᾽ *R* | ἐφ᾽ ἧς] ἐφῆις *R* ‖ vv. **1245. 1246** post v. 1252 repetiit sed praefixo signo ɔ delevit *R* ‖ v. **1245** πότερον] πρότερον *Γ* ‖ v. **1246** ἠλλαντοπώλεις] ἠλλαντοπώλης priore loco *R* ἠλαντοπωλεις V^1 ‖ v. **1247** *ΑΛΛ.*] om. *M* | πύλαισιν] πύλαις *P* ‖ v. **1248** *ΚΛ.*] om. *M* | οἴμοι] οἴμοι κακοδαίμων *R* ‖ v. **1249** κυλίνδετ᾽ εἴσω] κυλίνδετέ μ᾽ είσω *R* ‖ v. **1250** ἄπιθι] ἄπιθι· ἄπιθι· *R* | κεἴ] καί libri ‖ v. **1251** ἄλλος τις] ἀλλ᾽ ὅστις *R* ‖ v. **1252** οὐκ ἂν] οὐχὶ *Su* v. κλέπτης ‖ v. **1253** *ΑΛΛ.*] om. *R* $\overset{o}{\chi}$ *A* ‖ v. **1254** ante versum est nota Demosthenis *A* ex Demi nota corr. *R*

ὅπως ἔσομαί σοι Φᾶνος ὑπογραφεὺς δικῶν
ΔΗΜ. ἐμοὶ δέ γ' ὅ τι σοι τοὔνομ' εἴπ'. *ΑΛΛ.* Ἀγοράκριτος·
ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
ΔΗΜ. Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω,
καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.
ΑΛΛ. καὶ μὴν ἐγώ σ', ὦ Δῆμε, θεραπεύσω καλῶς,
ὥσθ' ὁμολογεῖν σε μηδέν' ἀνθρώπων ἐμοῦ
ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.

ΧΟ. Τί κάλλιον ἀρχομένοισιν ἢ καταπαυομένοισιν
ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, † μηδὲν ἐς Λυσίστρατον,
μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;

v. 1264—1289 = 1290—1315.

ADNOTATIO CRITICA.

v. 1256 Φᾶνος Meinekius. — v. 1263 ἀμείνω 'ν τῇ Κ. π. Hirschigius. — v. 1266 μηδ' ἓν ἢ Λ. Hotibius. μηδ' ἀεὶ Λ. Kockius, fortasse recte. μηδ' ἐς ἓν Λ. O. Schneiderus, infeliciter.

SCRIPTURAE DISCREPANTIA.

v. **1256** ἔσομαί σοι] *RMSu* (v. Φανός) γένωμαί σοι *VAΓ*^{1} *ΘPAld* γρ. ὅπως ἔσομαι σοι superscr. *Γ*^{2} | Φᾶνος] φανὸς codices (et *Su* l. l.) ‖ v. **1257** δέ γ'] μέγ' *AΘ* | εἴπ'] εἶπε· *A* | *ΑΛΛ.*] om. *M*, sed ante π' in εἴ π' spatium rel. ‖ v. **1258** ἐν τἀγορᾷ] litt. ἀ in ras. *Θ* ἐν τῇ ἀγορᾷ *Ald* ‖ v. **1259** *ΔΗΜ.*] om. *R* | ἐμαυτὸν] ἐματὸν *R* γ' ἐμαυτὸν *Ald* ‖ v. **1261** allantop. not. om. *M* ἀλλ^{α}/ καὶ in ras. *V*^{2}, scripserat *V*^{1} καὶ om. allantop. nota | ἐγώ σ'] ἐγώ σε *A* ‖ v. **1262** ὥσθ'] ὥστ' *R* ‖ in vv. **1264—1273** verba sic disposita sunt, ut singuli versus finiantur vocibus: ἀρχομένοισιν | καταπαυομένοισιν | ἀείδειν | Λυσίστρατον | Θούμαντιν | αὖ | καρδίᾳ | Ἄπολλον | δακρύοις | φαρέτρας | δίᾳ | πένεσθαι *RVM* — καταπαυομένοισιν | ἀείδειν | Θούμαντιν | καρδίᾳ | δακρύοις | πένεσθαι *AΓΘ* — καταπαυομένοισιν | ἀείδειν | Θούμαντιν | καρδία | Ἄπολλον | δακρύοις | φαρέτρας | δία | πένεσθαι *P* — καταπαυομένοισιν | ἀείδειν | Λυσίστρατον | αὖ | καρδίᾳ | Ἄπολλον | δακρύοις | φαρέτρας | πένεσθαι *Ald* ‖ v. **1264** ante versum est κομμᾶ *R* κομμάτιον *Θ*^{2} Ὠ*ΔΗ*` *ΚΑΙ*` *ΣΤΡΟΦΗ.*' *Ald* | *ΧΟ.*] om. *MAld* ‖ v. **1265** καταπαυομένοισιν] καταπαυομένοισι *Θ* καταπαυομένοις *M* ‖ v. **1266** θοᾶν] θοῶν *Su* (v. προσόδια) | ἐλατῆρας ἀείδειν] ελατῆρος ἀΐδειν *R* ‖ vv. **1267—1269** ter a Suida citantur, s. v. ἀνέστιος et Θούμαντις et Λυσίστρατος ‖ v. **1268** Θούμαντιν] θοὔμαντιν *P* θόμαντιν *Ald* | τὸν] om. *Ald*

καὶ γὰρ οὗτος, ὦ φίλ' Ἄπολλον, ἀεὶ πεινῇ θαλεροῖς
δακρύοις 1270
σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.
Λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστ' ἐπίφθονον,
ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται. 1275
εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλ' ἀκοῦσαι καὶ κακά,
αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.
νῦν δ' Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται,
ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον. 1279
ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής,
Ἀριφράδης πονηρός. ἀλλὰ τοῦτο μὲν καὶ βούλεται·
ἐστὶ δ' οὐ μόνον πονηρός, οὐ γὰρ οὐδ' ἂν ᾐσθόμην,

ADNOTATIO CRITICA.

v. 1270 οὗτος] Dindorfius. — ἀεὶ] adiecit Dindorfius, sed praestare fortasse ἐκεῖ i. e. Πυθῶνι δίᾳ putat Vels. — v. 1271 δακρύοισιν e Brunckii auctoritate Vels. in proecd., sed δακρύοις, quod omnes codices praebent, legit etiam Heliodorus, et versum qui respondet 1297 corruptum esse constat. — v. 1273 Πυθῶνι δίᾳ μὴ] G. Hermannus et Dindorfius. Πυθῶδ' ἰὼν διὰ τὸ Bentleius. Πυθῶνι μὴ 'νδεᾶ Reisigius. — v. 1276 ἄνθρωπος Bernhardyum secutus Vels. in proecd. — v. 1280 ἔστι δ' οὖν? Meinekius. — v. 1281 τοῦτο μὲν κἄλλων μέτα Herwerdenus conl. Herodot. VI, 68, 3. τοῦτο μὲν δὴ χἄτεροι vel τοῦτο μὲν καὶ μύριοι Blaydesius. — v. 1282 ἐστὶ] Dindorfius. — ᾐχθόμην coni. Bentleius.

SCRIPTURAE DISCREPANTIA.

v. **1270** οὗτος] οὑτοσὶ libri | ὦ om. *Ald* ‖ v. **1271** ἀεὶ] om. codd. ‖ v. **1272** πεινῇ] super ῃ scrips. ᾶ Γ^2 πεινεῖ ex πεινῇ corr. *A* | θαλεροῖς] θαλεροῖσι *Ald* | δακρύοις] δακρύει *A* ‖ v. **1273** δίᾳ] ἐν δίᾳ *RΓM* ἐν διὰ *VAΘ* ἐν, διὰ *P* ἐν. διὰ τὸ *Ald* γρ. πυθῶνι ἐν διὰ τὸ κακῶς πένεσθαι superscr. Γ^2 | μὴ] *P* om. reliqui ‖ v. **1274** ante versum est παράβασις $R\Gamma\Theta^2P$ παράβασις ἔτι ὁ χορός V^2M^2 | λοιδορῆσαι] λοιδορεῖσθαι legisse videtur scholiasta, et sic citat *Su* v. λοιδορεῖσθαι τοὺς πονηρούς ‖ v. **1275** hic versus post v. 1276 legitur, sed restitutus est iustus ordo superscriptis litteris α β *V* | χρηστοῖς] ι in fine add. et superscr. σιν Γ^2 ‖ v. **1276** ὃν] ὧν *R* ‖ v. **1277** αὐτὸς] *R M Su* (v. εἰ μὲν οὖν et λοιδορεῖσθαι)· οὗτος *VA* $\Gamma^1\Theta P$*Ald* superscr. γρ. αὐτὸς Γ^2 superscr. γρ. οὗτος *M* | ἀνδρὸς] om. *Su* l. l. | ἐμνήσθην] γρ. καὶ μεμνήμην superscr. Γ^2 ‖ v. **1279** οἶδεν] εἶδεν *A* ‖ v. **1280** συγγενής] super ής pinx. εῖς Γ^2 ‖ v. **1282** ἐστὶ δ'] ἔστι δ' codd. ‖ verba οὐ γὰρ usque ad παμπόνηρος om. *VAΓΘPM* sed in *V* in marg. a man. 1 adscriptum est: ἐν ἄλλοις

οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.
τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται,
ἐν κασαυρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον,
καὶ μολύνων τὴν ὑπήνην, καὶ κυκῶν τὰς ἐσχάρας,
καὶ Πολυμνήστεια ποιῶν, καὶ ξυνὼν Οἰωνίχῳ.
ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται,
οὔ ποτ' ἐκ ταὐτοῦ μεθ' ἡμῶν πίεται ποτηρίου.
Ἦ πολλάκις ἐννυχίαισι φροντίσι συγγεγένημαι,
καὶ διεζήτηχ' ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.
φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων † ἀνέρων

ADNOTATIO CRITICA.

v. 1283 προσεξηύρηκέ] Meinekius. — v. 1285 κασωρείοισι cum Cobeto Vels. in proecd. κασωρίοισι Bentleius. — v. 1286 κυνῶν G. Hermannus. — v. 1287 Πολυμνήστει' ἀείδων coni. Blaydesius. — v. 1294 μὲν] addidit Bentleius. φασὶ γὰρ τοῦτον μὲν ἐρεπτόμενον Blaydesius. — v. 1295 pro ἀνέρων Vels. e coniectura scripserat ἀνδρικῶς, quod recepit Blaydesius. τὰ τῶν ἐχόντων οὐσίας coni. Meinekius, τὰ τῶν ἐχόντων χρήματα Blaydesius. an τὰ τῶν ἐχόντων σιτία?

SCRIPTURAE DISCREPANTIA.

ἔστι δ' ου μόνον πονηρὸς οὐ γαρ οὐδ ἂν ηἰσθόμην. οὐδε παμπόνηρος ἀλλα και πρὸσ ἐξεύρηκε τί :~ ‖ v. **1283** προσεξηύρηκέ] προσεξεύρηκέ codd. (πρὸς ἐξεύρηκε *V*) ‖ v. **1284** αὑτοῦ] Θ^2 αὐτοῦ reliqui | λυμαίνεται] λοιμαίνεται *V* ‖ v. **1285** κασαυρείοισι] κασαυρίοισι codd. (κασαυρίοις *M* καυσαρίοισι *A*) et *Su* (v. κασαυρίοις) γρ. σαλ superscr. Θ^2 κασαλβίοις v. l. a schol. *VΓΘ* allata ἢ κασαλβίοις *Su* l. l. | λείχων] λίχων *R* ‖ v. **1287** Οἰωνίχῳ] ex οἰωνόχῳ ut vid. corr. *M* ‖ v. **1288** βδελύττεται] βδελύτεται V^2 βδελλύτετε ex λοδελλύτετε corr. V^1 ‖ v. **1289** οὔ ποτ'] οὔ * * ποτ' *Γ* οὔτέ ποτ' *VAPAld* μήποτ' *Su* v. Ἀριφράδης, sed οὔποτ' idem v. Πολύμνηστος | μεθ' ἡμῶν πίεται] πίεται μεθ' ἡμῶν *Θ* ‖ in vv. **1290—1299** verba sic disposita sunt, ut singuli versus finiantur vocibus: ἐννυχίαισι | συγγεγένημαι | φαύλως | Κλεώνυμος | ἐρεπτόμενον | ἀνέρων | σιπύης | ὁμοίως | γονάτων | καὶ | τραπέζῃ *RVM* — ἐννυχίαισι | συγγεγένημαι | Κλεώνυμος | ἀνέρων | σιπύης | ὅμως | γονάτων | τραπέζῃ *ΑΓΘ* — συγγεγένημαι | Κλεώνυμος | ἀνέρων | ἀνομοίως | (γονάτων | *Ald*) τραπέζῃ *PAld* ‖ v. **1290** iuxta versum est ᾠδὴ καὶ στροφὴ *RV* ᾠδὴ ἥ καὶ στροφὴ *Γ* ᾠδὴ ἢ στροφὴ Θ^2 Χο. *Ald* | ἦ] ἢ *RVA*Γ^1*ΘM* ‖ v. **1292** διεζήτηχ'] διεξήτηχ' *Θ* ‖ v. **1294** μὲν] om. codd.

οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δ' ἀντιβολεῖν ἂν ὁμῶς·
ἴθ' ὦ ἄνα, πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
Φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις εἰς λόγον,
καὶ μίαν λέξαι τιν' αὐτῶν, ἥτις ἦν γεραιτέρα· 1301
„οὐδέπω πέπυσθε ταῦτ', ὦ παρθένοι, τἀν τῇ πόλει;
φασὶν αἰτεῖσθαί τιν' ἡμῶν ἑκατὸν εἰς Καρχηδόνα
ἄνδρα μοχθηρὸν πολίτην, ὀξίνην Ὑπέρβολον·“
ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, 1305
καί τιν' εἰπεῖν, ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·
„ἀποτρόπαι', οὐ δῆτ' ἐμοῦ γ' ἄρξει ποτ', ἀλλ' ἐάν με χρῇ,
ὑπὸ τερηδόνων σαπεῖσ' ἐνταῦθα καταγηράσομαι.“
„οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτ', ὦ θεοί,
εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην. 1310

ADNOTATIO CRITICA.

v. 1297 ἂν ὁμῶς] scripsi, cum haec forma non abhorreat a metro dactylico. ἐλεεινῶς vel ἂν ἐλεινῶς coni. Velsenus conl. Thesm. v. 1063; idem suasit Herwerdenus. ἀνονήτως coni. Kockius. ἂν ὅμως et in versu seq. εἴσελθε Bergkius. — v. 1302 οὐδέπω πέπυσθε] Blaydesius. οὐδὲ πυνθάνεσθε Vels. in proecd. — v. 1303 ἐς Καλχηδόνα Vels. in proecd. Καλχηδόνα primus coni. Casaubonus. — v. 1306 εἰληλύθει Meinekius. — v. 1307 χρῇ] Dindorfius. — v. 1309 personas loquentium triremium distinxerunt Vahlenus Blaydesius.

SCRIPTURAE DISCREPANTIA.

v. **1296** τῆς] om. *Ald* | σιπύης] σιπύας *ΑΓ*^{1}*Θ* ‖ v. **1297** ἂν ὁμῶς] ἂν ὁμοίως *R* ἂν, ὁμοίως *M* ἀνομοίως *VPAld* ἀνομίως (νο et accentus in ras. a man. 2) *Γ* ἀλλ' ὅμως *ΑΘ* γρ. ἀνομίως superscr. *Θ*^{2} γρ. ἐὰν ὁμοίοις in marg. *P* γρ. καὶ ἀλλ' ὅμως *Γ*^{2} ‖ v. **1299** τῇ] τῆι ex τῆσι corr. *R* ‖ v. **1300** iuxta versum est επιρρ$\overset{\mu}{\iota}$ *R* ἐπιρ$\overset{\eta}{\rho}$ *V* ἐπίρρημα *ΓΘ*^{2}*P* | ξυνελθεῖν] συνελθεῖν *ΑΓΘ* | εἰς] ἐς *M* ‖ v. **1302** οὐδέπω πέπυσθε] οὐδὲ πυνθάνεσθε codd. | ταῦτ'] ταῦθ' *PM* | παρθένοι] παρθένε *A* ‖ v. **1303** αἰτεῖσθαι] ex αἰτεῖσθε corr. *V* | εἰς] ἐς codd. | Καρχηδόνα] χ super κ et λκ super ρχ scripsit *Γ*^{2} Καλχηδόνα vel Χαλκηδόνα legit scholiasta, qui adnotavit πόλις Θράκης περὶ τὸ Βυζάντιον ‖ v. **1304** μοχθηρὸν] *VAld* πονηρὸν reliqui ‖ v. **1305** ταῖς] τὰς *RΑΓΘ*^{1} ‖ v. **1307** ante versum est — *M* | ποτ'] ποτὲ *ΓΘ* | χρῇ] χρή *RΓAld* χρὴ *VΑΘPM* ‖ v. **1308** σαπεῖσ'] σαπεῖσσ' *V* | ἐνταῦθα] ἐντεῦθεν *Θ*

ἢν δ' ἀρέσκῃ ταῦτ' Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ
εἰς τὸ Θησεῖον πλεούσαις ἢ 'πὶ τῶν σεμνῶν θεῶν.
οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·
ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται,
τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.“

ΑΛΛ. Εὐφημεῖν χρὴ καὶ στόμα κλείειν, καὶ μαρτυριῶν ἀπέχεσθαι,
καὶ τὰ δικαστήρια συγκλείειν, οἷς ἡ πόλις ἥδε γέγηθεν,
ἐπὶ καιναῖσιν δ' εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
ΧΟ. ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε,
τίν' ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφ' ὅτῳ κνισῶμεν ἀγυιάς;
ΑΛΛ. τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.

ADNOTATIO CRITICA.

v. 1311 Ἀθηναίοις] et δοκεῖ] Bentleius. καθῆσθ' ἄν μοι δοκῶ Dawesius. — v. 1312 πλεούσας Reiskii coniecturam receperat Vels. in proecd. πλέουσ' ἂν ᾖ 's τὸ τῶν σεμνῶν θεῶν Dawesius. — v. 1316 Brunckio auctore inde ab hoc versu pro allantopolae nota editores posuerunt notam Agoracriti, invitis codicibus, qui omnes allantopolae notam usque ad finem tragoediae exhibent. Librorum notationem revocavit Velsenus. — v. 1316 κλῄειν et v. 1317 συγκλῄειν Dindorfius Meinekius. — v. 1318 καιναῖσιν] edit. Basil. 1532. — εὐτυχίαισιν] Kusterus. — versus 1319 nondum cognita Ravennatis lectione multis coniecturis tentatus est lectionis vulgatae emendandae studio, quas enumerare longum est. ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις νήσοις τε φανεὶς ἐπίκουρε Blaydesius.

SCRIPTURAE DISCREPANTIA.

v. **1311** ἢν] ἦν R ἂν V A Θ^1 γρ. ἢν superscr. Θ^2 εἰ P Ald | ἀρέσκῃ] ἀρέσκει P ἀρέσκοι Ald | Ἀθηναίοις] ἀθηναίοισι codd. | καθῆσθαί] καθεῖσθαί R | δοκεῖ] δοκῶ codd. ‖ v. **1312** πλεούσαις] πλεῦσαισ' M ‖ v. **1313** γε] om. Γ | ἐγχανεῖται] ἐνχανεῖται R ‖ v. **1314** εἰ] $\overset{γε}{εἴ}$ A εἴ γε Θ εἰ** Γ ‖ v. **1318** καιναῖσιν] καιναῖσι R V Γ^2 P M Ald κοιναῖς A Θ καιναῖς Γ^1 | εὐτυχίαισιν] εὐτυχίαις M εὐτυχίαισι reliqui | παιωνίζειν] παιανίζειν Θ^2 M ‖ v. **1319** φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε] R νήσοις ἐπίκουρε καὶ φέγγος (ἐν add. Ald) ἀθήναις reliqui ‖ v. **1320—1323** om. Γ^1 in marg. sup. adscr. Γ^2 ‖ v. **1320** ἥκεις] ἦκες Θ | κνισῶμεν] κνισσῶμεν A Γ P Ald κν$\overset{*}{ι}$σῶμεν Θ | ἀγυιάς] αν (sic) A ἀγυιᾶς legit scholiasta qui explicat τοὺς ἀγυιοὺς (l. ἀγυιαίους) θεούς ‖ v. **1321** ΑΛΛ.] om. R — M | ἀφεψήσας] ἀφ' εψήσας R ἀπεψήσας Su (v. ἀπεψησάμην) | ὑμῖν] ἡμῖν A Ald

ΧΟ. καὶ ποῦ ʼστιν νῦν, ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
ΑΛΛ. ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
ΧΟ. πῶς ἂν ἴδοιμεν; ποίαν τιν᾽ ἔχει σκευήν; ποῖος γεγένηται;
ΑΛΛ. οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.
ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων. 1326
ἀλλ᾽ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις
καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵν᾽ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.
ΧΟ. ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι,
δείξατε τὸν τῆς Ἑλλάδος ἡμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον. 1330
ΑΛΛ. ὅδ᾽ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
οὐ χοιρινῶν ὄζων, ἀλλὰ σπονδῶν, σμύρνῃ κατάλειπτος.
ΧΟ. χαῖρ᾽, ὦ βασιλεῦ τῶν Ἑλλήνων. καί σοι ξυγχαίρομεν ἡμεῖς.

ADNOTATIO CRITICA.

v. 1324 spurium esse iudicavit Bergkius, adsent. Meinekio et Velseno. — *ἴδοιμεν*] Brunckius. — *ποίαν τιν᾽*] Porsonus. *τίν᾽* Brunckius. — *ποῖος*] Reisigius. *καὶ ποῖός τις* Brunckius. *καὶ τίς* Porsonus. — v. 1327 *φαινομέναισιν*] Porsonus. — v. 1331 *τεττιγοφόρας*] antequam in cod. *P* repperiretur, correxerat Porsonus ex Hesychio.

SCRIPTURAE DISCREPANTIA.

v. **1322** *ΧΟ.*] om. *R* | *ποῦ ʼστιν*] *πό ʼστιν R* *ποῦ ʼστι M Ald* | *νῦν*] om. *ΑΓΘ* sed erat, ut videtur, in *Γ* supra lineam adscriptum *νῦν*, quod nunc evanuit, abscissa parte paginae ‖ v. **1323** *ΑΛΛ.*] om. *R* — *M* | *ἰοστεφάνοις*] *ἰοστεφάνοισιν RΘ* ‖ vv. **1324—1327** om. *A* in marg. adscr. A^3 ‖ v. **1324** *ΧΟ.*] om. *RP* — *M* | *ἴδοιμεν*] *ἴδωμεν* codd. | *τιν᾽*] om. codd. | *ἔχει*] *ἔχεις M* | *ποῖος*] *καὶ ποῖος* codd. ‖ v. **1325** *ΑΛΛ.*] om. *R* — *M* | *Μιλτιάδῃ*] *μιλτιάδει Γ* ‖ v. **1326** *ὄψεσθε δέ*] *ὄψεσθέ γε ΑΓΘ* *ὄψεσθε δέ γε V* ‖ v. **1327** *φαινομέναισιν*] *φαινομέναισι RVPM* *φαινομένῃσι ΑΓΘ* *φαινομέναις Ald* | *ἀρχαίαισιν*] *ἀρχαίαισι* V^1 *ἀρχαίαις ΑΓΘ* ‖ v. **1328** ante versum est nota chori *V* | *πολυύμνοις*] litt. *λυύ* in ras. Γ^2 | *ἐνοικεῖ*] *οἰκεῖ V* ‖ v. **1329** *ΧΟ.*] om. *V* ‖ v. **1330** *δείξατε*] *δείξαντε V* *δείξαται P* | *καὶ τῆς*] *καὶ τὸν τῆς A* ‖ v. **1331** *ΑΛΛ.*] om. *M* | *τεττιγόφόρας*] sic *P* *τεττιγοφόρος* reliqui | *λαμπρός*] λα$\overset{\pi}{\mu}$ *R* | v. **1332** *χοιρινῶν*] *Θ* *χοιρινων R* *χοιρίνων* reliqui | *κατάλειπτος*] *κατάληπτος ΑΘΜ* ‖ v. **1333** *ΧΟ.*] — *M* | *σοι*] super *σοὶ* scripsit *γέ* Γ^2 | *ξυγχαίρομεν*] *συγχαίρομεν VΘ*

τῆς γὰρ πόλεως ἄξια πράττεις καὶ τοῦ ’ν Μαραθῶνι
τροπαίου.
ΔΗΜ. Ὦ φίλτατ’ ἀνδρῶν, ἐλθὲ δεῦρ’, Ἀγοράκριτε.
ὅσα με δέδρακας ἀγάθ’ ἀφεψήσας. ΑΛΛ. ἐγώ;
ἀλλ’, ὦ μέλ’, οὐκ οἶσθ’ οἷος ἦσθ’ αὐτὸς πάρος,
οὐδ’ οἶ’ ἔδρας· ἐμὲ γὰρ νομίζοις ἂν θεόν.
ΔΗΜ. τί δ’ ἔδρων πρὸ τοῦ, κάτειπε, καὶ ποῖός τις ἦ;
ΑΛΛ. πρῶτον μέν, ὁπότ’ εἴποι τις ἐν τἠκκλησίᾳ,
„ὦ Δῆμ’, ἐραστής εἰμι σὸς φιλῶ τέ σε
καὶ κήδομαί σου καὶ προβουλεύω μόνος“,
τούτοις ὁπότε χρήσαιτό τις προοιμίοις,
ἀνωρτάλιζες κἀκερουτίας. ΔΗΜ. ἐγώ;
ΑΛΛ. εἶτ’ ἐξαπατήσας σ’ ἀντὶ τούτων ᾤχετο.
ΔΗΜ. τί φῄς;
ταυτί μ’ ἔδρων, ἐγὼ δὲ τοῦτ’ οὐκ ᾐσθόμην;

ADNOTATIO CRITICA.

v. 1334 τοῦ Μαραθῶνι Bentleio auctore Vels. in proecd. — v. 1336 pro ἐγώ; Velsenus coniecit scribendum esse: ἰδού· pro ἀφεψήσας. ΑΛΛ. ἐγώ; coniecerunt ἀφεψήσας ἔσω G. Hermannus, ἀφεψήσας νέον („quamquam etiam ἴθι, ἰοὺ alia conici possunt“) Bergkius, ΑΛΛ. ἀφεψήσας γ’ ἐγώ· vel ΑΛΛ. ἀφεψήσας σ’ ἐγώ; Meinekius. — v. 1346 τί φῄς; extra versum posuit et versum sequentem sic ut edimus constituit Dindorfius. Spuria haec atque eicienda, quippe quae nihil aliud continerent, nisi paraphrasin versus 1349 sententiarum ordinem foede disturbantem, iudicavit Velsenus, ab Ehrhardtio refutatus. Olim verba sic esse refingenda ΔΗΜ. τί φῄς; ἔδρων τοιαῦτά μ’, οὐκ ᾖδειν δ’ ἐγώ; Velsenus

SCRIPTURAE DISCREPANTIA.

v. **1334** τοῦ ’ν Μαραθῶνι] P τουμμαραθωνι R τοὺν μαραθῶνι reliqui τοῦ δὲ ἐν Μαραθῶνι τροπαίου μέμνηται ὁ ποιητής Su (v. Μιλτιάδῃ) ‖ v. **1336** με] μὲν A | ΑΛΛ.] : R om. spatio relicto M ‖ v. **1337** ante versum est allantopolae nota R — M | μέλ’] μέλ. Ald μέλε RAPM lemm. sch. V μέλε’ VΓΘ ‖ v. **1338** οἶ’] οἶον Ald | νομίζοις ἂν] νομίζεις ἂν VΘ ἂν νομίζοις A | v. **1339** ΔΗΜ.] — RM | προτοῦ κάτειπε R κάτειπέ μοι πρὸ τοῦ (vel προτοῦ) reliqui | καὶ] om. Ald | ἦ] Ald ηῖ R ἦν reliqui ‖ v. **1340** ΑΛΛ.] — M om. R, sed : habet in fine versus antecedentis | τἠκκλησίᾳ] τῆι κλησίαι R ‖ v. **1341** ἐραστής] ἐραστής τ’ VP ἐραστὴς τ’ R ‖ v. **1342** κήδομαί] in ras. Θ ‖ v. **1344** ΔΗΜ.] : R om. spat. rel. M ‖ v. **1345** ΑΛΛ.] om. RM | ἐξαπατήσας σ’] ἐξαπατήσασ’ R ἐξαπατήσας σε V ‖ v. **1346** ΔΗΜ.] om. R — M verba τί φῄς (φηῖς R φῇς Γ φὴς Θ φής PM) insequenti versui adi. codices | ταυτί] τοιαῦτα Ald | δὲ τοῦτ’ οὐκ] δ’ οὐκ Ald | ᾐσθόμην] Ald ᾔδειν (vel ἤδειν) libri manu scripti

ΑΛΛ. τὰ δ' ὦτα γ' ἂν σου νὴ Δί' ἐξεπετάννυτο
ὥσπερ σκιάδειον καὶ πάλιν ξυνήγετο.
ΔΗΜ. οὕτως ἀνόητος ἐγεγενήμην καὶ γέρων;
ΑΛΛ. καὶ νὴ Δί' εἴ γε δύο λεγοίτην ῥήτορε,
ὁ μὲν ποιεῖσθαι ναῦς μακράς, ὁ δ' ἕτερος αὖ
καταμισθοφορῆσαι τοῦθ', ὁ τὸν μισθὸν λέγων
τὸν τὰς τριήρεις παραδραμὼν ἂν ᾤχετο.
οὗτος, τί κύπτεις; οὐχὶ κατὰ χώραν μενεῖς;
ΔΗΜ. αἰσχύνομαί τοι ταῖς πρότερον ἁμαρτίαις.
ΑΛΛ. ἀλλ' οὐ σὺ τούτων αἴτιος, μὴ φροντίσῃς,
ἀλλ' οἵ σε ταῦτ' ἐξηπάτων. νυνδὶ φράσον·
ἐάν τις εἴπῃ βωμολόχος ξυνήγορος·
„οὐκ ἔστιν ὑμῖν τοῖς δικασταῖς ἄλφιτα,
εἰ μὴ καταγνώσεσθε ταύτην τὴν δίκην·“

ADNOTATIO CRITICA.

coniecerat. τί φῄς; τοιαῦτ' ἔδρων μ', ἐγὼ δ' οὐκ ᾐσθόμην coni. Reiskius. ταυτί μ' ἔδρων, ἐγὼ δέ γ' οὐκ ᾔδη; τί φῄς; coni. Meinekius. ταυτί μ' ἔδρων, ἐγὼ δέ γ' οὐκ ᾔδη τότε coni. Kockius. τί φῄς; ταδί μ' ἔδρων, ἐγὼ δ' οὐκ ᾐσθόμην coni. Blaydesius. — v. 1347 τὰ γὰρ ὦτά σου νὴ τὸν Δί' Meinekii coniecturam receperat Vels. in proecd. τὰ δ' ὦτά σου νὴ τὸν Δί' Cobetus. τὰ δ' ὦτ' ἄγαν σου, νὴ Δί' Kockius. — v. 1350 νὴ Δί' εἴ γε] Porsonus. νὴ Δί' ὅτε γε Elmsleius. νὴ Δία γ' εἴ σοι Bergkius. — v. 1352 καταμισθοφορεῖν, τούτοιν Elmsleio auctore Vels. in proecd. καταμισθοφορῆσαι, τῶνδ' Kockius. — v. 1357 νυνδὶ] Seidlerus. νῦν δὴ Brunckius. νῦν δ' αὖ Elmsleius. νῦν αὖ Lentingius.

SCRIPTURAE DISCREPANTIA.

v. **1347** ΑΛΛ.] om. R — M | γ' ἂν R γάρ reliqui | ἐξεπετάννυτο] ἐξεπετάνυτο V ἐξεπατάννυτο P ‖ v. **1348** σκιάδειον] M σκιάδεῖον Θ σκιαδεῖον $ΑΓ^1$ γρ. καὶ σκιάδιον $Γ^2$ σκιάδιον RVPAld ‖ v. **1349** ΔΗΜ.] om. RM ‖ v. **1350** ΑΛΛ.] om. RM | νὴ Δί' εἴ γε] νὴ δί' εἰ V νὴ δία γ' εἰ reliqui | δύο] δύω VAld | ῥήτορε] ῥήτορες V^1M ‖ v. **1351** ποιεῖσθαι] ποεῖσθαι RV | μακράς] ΑΓΘ ἢ λέγων κείμενον superscr. $Γ^2$ λέγων RPMAld in ras. V^2 μακρὰς scripserat V^1 γρ. ὁ μὲν ποιεῖσθαι ναῦς μακράς· χωρὶς τοῦ λέγων in marg. scrips. V^2 ‖ v. **1352** τοῦθ'] Α τοῦτο θ' ΓΘ τοῦτον VPMAld τούτων R ‖ v. **1353** παραδραμὼν] παραδραμόντ' Α | ἂν] om. R v. **1354** ante versum est — R ‖ v. **1355** ΔΗΜ.] om. Α — M | πρότερον] προτέραις Α Su (v. αἰσχύνομαι) ‖ v. **1356** ΑΛΛ.] om. Α — RM ‖ v. **1357** ἀλλ' οἵ] ἄλλοι $Γ^2$ | νυνδὶ] νῦν δὲ libri ‖ v. **1358** εἴπῃ] $\overset{ποι}{εἴπη}$ M ‖ v. **1359** ὑμῖν] ἡμῖν ΑΘP | τοῖς] ταῖς $Γ^1$ ‖ v. **1360** καταγνώσεσθε] καταγνώσησθε ΑΓΘP

τοῦτον τί δράσεις, εἰπέ, τὸν ξυνήγορον;
ΔΗΜ. ἄρας μετέωρον εἰς τὸ βάραθρον ἐμβαλῶ,
ἐκ τοῦ λάρυγγος ἐκκρεμάσας Ὑπέρβολον.
ΑΛΛ. τουτὶ μὲν ὀρθῶς καὶ φρονίμως ἤδη λέγεις·
τὰ δ' ἄλλα, φέρ' ἴδω, πῶς πολιτεύσει, φράσον.
ΔΗΜ. πρῶτον μὲν ὁπόσοι ναῦς ἐλαύνουσιν μακράς,
καταγομένοις τὸν μισθὸν ἀποδώσω 'ντελῆ.
ΑΛΛ. πολλοῖς γ' ὑπολίσποις πυγιδίοισιν ἐχαρίσω.
ΔΗΜ. ἔπειθ' ὁπλίτης ἐντεθεὶς ἐν καταλόγῳ
οὐδεὶς κατὰ σπουδὰς μετεγγραφήσεται,
ἀλλ' ὥσπερ ἦν τὸ πρῶτον ἐγγεγράψεται.
ΑΛΛ. τοῦτ' ἔδακε τὸν πόρπακα τὸν Κλεωνύμου.
ΔΗΜ. οὐδ' ἀγοράσει γ' ἀγένειος οὐδεὶς ἐν ἀγορᾷ.
ΑΛΛ. ποῦ δῆτα Κλεισθένης ἀγοράσει καὶ Στράτων;
ΔΗΜ. τὰ μειράκια ταυτὶ λέγω τἀν τῷ μύρῳ,

ADNOTATIO CRITICA.

v. 1368 ὑπολίσφοις Brunckium secutus Vels. in proecd. — v. 1373 ἀγοράσἀγένειος Dindorfius. ἀγοράσει 'τ' ἀγένειος Lentingius. — οὐδ' ἐν τἀγορᾷ G. Hermannus. Voces ἐν τἀγορᾷ genuinas non esse et excidisse tale quid velut ἐν πόλει censuit Velsenus. ἐν τἀγορᾷ τ' ἀγένειος οὐδεὶς ἀγοράσει coni. Kockius. — vv. 1375—1380 Demo dedit Brunckius. — v. 1375 ὅπου τὰ μειράκια, λέγω τἀν coni. Meinekius.

SCRIPTURAE DISCREPANTIA.

v. **1362** *ΔΗΜ.*] om. *RMA* | ἄρας] ᾄρας *RVΓ* | μετέωρον] ex μετεώρων corr. *V* | εἰς] *VMAld* ἐς reliqui ‖ v. **1363** ἐκκρεμάσας] κρεμάσας *V* ‖ v. **1364** *ΑΛΛ.*] — *R* om. *AM* | φρονί*μως *Γ* | v. **1365** ante versum est δη̄/ *V* | πολιτεύσει] πολιτεύσῃ *A*Γ^2 | v. **1366** *ΔΗΜ.*] om. *RVAM* | ἐλαύνουσιν] ἐλαύνουσι *VΓPMAld* ἐλαύνωσι *Θ* ‖ v. **1367** ἀποδώσω 'ντελῆ] ἀποδωσων τελῆ *R* ‖ v. **1368** versus in rasura est *V* | *ΑΛΛ.*] — *RM* om. *A* | ὑπολίσποις] ὑπολίποις *R* (ὑπολίσποις etiam *Su* s. v.) | πυγιδίοισιν] πυγιδίοις *V* ‖ v. **1369** *ΔΗΜ.*] om. *RA* — *M* | ὁπλίτης] *V* ὁ πολίτης reliqui (etiam *Su* v. κατάλογος) | ἐντεθεὶς] ἐντιθεὶς *VAΓ*Θ^1 γρ. καὶ ἐντεθεὶς Γ^2 ‖ v. **1370** σπουδὰς] σπονδὰς *Γ*Θ^2 | μετεγγραφήσεται] μετεγραφήσεται *M* μεταγραφήσεται *Ald* ‖ v. **1371** ὥσπερ] ὅσπερ *RVM* | ἐγγεγράψεται] ἐγγράψεται *RAΘ* ‖ v. **1372** *ΑΛΛ.*] om. *RAM* | ἔδακε] ἔδακνε *Θ* γρ. κε superscr. Θ^2 ἔδρακε *P* ‖ v. **1373** *ΔΗΜ.*] — *R* om. *AM* | γ' ἀγένειος] τ' ἀγένειοσ' *R* δ' ἀγένειος *Θ* | οὐδεὶς ἐν ἀγορᾷ] *Ald* ἐν τ' ἀγορᾶι οὐδεῖς· *R* οὐδεὶς ἐν τ' ἀγορᾷ reliqui ‖ v. **1374** *ΑΛΛ.*] om. *RAM* ‖ v. **1375** *ΔΗΜ.*] om. codd. | λέγω] λέγων *A*

ἃ τοιαδὶ στωμύλλεται καθήμενα·
„σοφός γ' ὁ Φαίαξ, δεξιῶς τ' οὐκ ἀπέθανεν.
συνερτικὸς γάρ ἐστι καὶ περαντικός,
καὶ γνωμοτυπικὸς καὶ σαφὴς καὶ κρουστικός,
καταληπτικός τ' ἄριστα τοῦ θορυβητικοῦ.“
ΑΛΛ. *οὔκουν καταδακτυλικὸς σὺ τοῦ λαλητικοῦ;*
ΔΗΜ. *μὰ Δί', ἀλλ' ἀναγκάσω κυνηγετεῖν ἐγὼ*
τούτους ἅπαντας, παυσαμένους ψηφισμάτων.
ΑΛΛ. *ἔχε νυν ἐπὶ τούτοις τουτονὶ τὸν ὀκλαδίαν,*
καὶ παῖδ' ἐνόρχην, ὅσπερ οἴσει τόνδε σοι·
κἄν που δοκῇ σοι, τοῦτον ὀκλαδίαν ποίει.
ΔΗΜ. *μακάριος εἰς τἀρχαῖα δὴ καθίσταμαι.*

ADNOTATIO CRITICA.

v. 1376 *ἃ τοιαδὶ στωμύλλεται*] Velsenus et Herwerdenus. — v. 1377 *δεξιῶς τε κατέμαθεν* Dindorfii coniecturam receperat Vels. in proecd. *δεξιὸς ὁ Φαίαξ, καὶ σοφῶς ἐμάνθανε* Brunckius. — v. 1378 *συνερτικὸς*] Dindorfius e scholiastae adnotatione. *ξυνεκτικὸς* olim Bergkius. — v. 1379 pro *γνωμοτυπικὸς* Meinekius coni. *γλωσσοτυπικός*. — Pro *καὶ σαφὴς* fortasse scribendum esse *ὡς σαφὲς* coniecit Vels. *κἀναφὴς* G. Hermannus. *καὶ συναφὴς* Meinekius. *καὶ σοφιστοκρουστικός* coni. Kockius. — versum 1381 allantopolae dedit Brunckius. idem scripsit *οὔκουν*. — v. 1382 *κυναγχιᾶν* G. Hermannus. — v. 1384 *νυν*] Brunckius. — v. 1387 *ἐς* Vels. in proecd.

SCRIPTURAE DISCREPANTIA.

v. **1376** *τοιαδὶ στωμύλλεται*] *στωμυλεῖται* (*στωμυλιεῖται P*) *τοιαδὶ* codd. ‖ v. **1377** *σοφός γ' ὁ Φαίαξ δεξιῶς*] *δεξιός γ' ὁ φαῖαξ σοφῶς P* | *τ'*] in ras., corr. ex *γ'* ut vid. *V* | *τ' οὐκ*] om. *ΑΘ* | *ἀπέθανεν*] *R* *ἀπέθανε VΓPMAld* *ἐμάνθανε ΑΘ* *γρ. τ' οὐκ ἀπέθανὲ Θ* | *σοφός γ'* (*γ'* om. cod. *V*) *ὁ Φαίαξ δεξιῶς* (*δεξιός* cod. *A*) *τ' οὐκ ἀπέθανε Su* (v. *Φαίαξ*) ‖ v. **1378** *συνερτικὸς*] *συνερκτικὸς* libri (et *Su* sub hac voce) *συνεργητικός* superscr. M^2 *συνεριστικὸς Su* (v. *Φαίαξ*) ‖ v. **1379** *καὶ σαφὴς*] etiam *Su* l. l. (sed *καὶ κο . . . . καὶ σαφὴς BEMed*) ‖ v. **1380** *καταληπτικός*] *καταληπικός P* ‖ v. **1381** *ΑΛΛ.*] om. *R* chori nota in reliquis | *οὔκουν*] *οὐκ οὖν R* *οὐκοῦν* reliqui *γρ. οὔκ* superscr. Θ^2 | *σὺ*] in ras. V^2 *σοῦ* scripserat V^1 in marg. adscr. *γρ. σοῦ* V^2 *γρ. σοῦ* superscr. M^2 | *λαλητικοῦ;*] *λαλητικοῦ· RΘPM Ald* *λαλητικοῦ VA* ‖ v. **1382** *ΔΗΜ.*] om. *RAM* ‖ v. **1383** *τούτους*] *τούτοις* $A\Theta^1$ | *παυσαμένους*] *παυσαμένοις* Θ^1 ‖ v. **1384** *ΑΛΛ.*] — *R* om. *AM* | *νυν*] *νῦν* codd. | *ὀκλαδίαν*] *ὀκλάδιον M* *γρ. ὀκλαδίαν* superscr. M^2 ‖ v. **1385** *ἐνόρχην*] *ἔνορχιν* $A\Gamma^1\Theta$ ‖ v. **1386** *δοκῇ σοι*] *γρ. δεήσοι* superscr. *M* | *ποίει*] *PMAld* *πόει* reliqui ‖ v. **1387** *ΔΗΜ.*] om. *RA* — *M* | *εἰς*] *ἐς* codd. | *καθίσταμαι*] *γρ. κάθημαι* superscr. Γ'^2

ΑΛΛ. φήσεις γ', ἐπειδὰν τὰς τριακοντούτιδας
σπονδὰς παραδῶ σοι. δεῦρ' ἴϑ' αἱ Σπονδαὶ ταχύ.
ΔΗΜ. ὦ Ζεῦ πολυτίμηϑ', ὡς καλαί· πρὸς τῶν ϑεῶν,
ἔξεστιν αὐτῶν κατατριακοντουτίσαι;
πῶς ἔλαβες αὐτὰς ἐτεόν; *ΑΛΛ.* οὐ γὰρ ὁ Παφλαγὼν
ἀπέκρυπτε ταύτας ἔνδον, ἵνα σὺ μὴ λάβῃς;
νῦν οὖν ἐγώ σοι παραδίδωμ' εἰς τοὺς ἀγροὺς
αὐτὰς ἰέναι λαβόντα. *ΔΗΜ.* τὸν δὲ Παφλαγόνα,
ὃς ταῦτ' ἔδρασεν, εἴφ' ὅ τι ποιήσεις κακόν.
ΑΛΛ. οὐδὲν μέγ' ἀλλ' ἢ τὴν ἐμὴν ἕξει τέχνην·
ἐπὶ ταῖς πύλαις ἀλλαντοπωλήσει μόνος,
τὰ κύνεια μιγνὺς τοῖς ὀνείοις πράγμασιν,
μεϑύων τε ταῖς πόρναισι λοιδορήσεται,
κἀκ τῶν βαλανείων πίεται τὸ λούτριον.
ΔΗΜ. εὖ γ' ἐπενόησας οὗπέρ ἐστιν ἄξιος,
πόρναισι καὶ βαλανεῦσι διακεκραγέναι,
καί σ' ἀντὶ τούτων εἰς τὸ πρυτανεῖον καλῶ

ADNOTATIO CRITICA.

v. 1392 ἔλαβες αὐτὰς] Bentleius. — εὖ γὰρ Naberus. — v. 1393 ἀπέκρυπτεν αὐτὰς Hirschigius. — λάβοις Brunckius. — v. 1394 ἐς Vels. in proecdosi. — v. 1398 pro μόνος scribendum esse μένων coni. Vels. — v. 1400 πόρναις διαλοιδορήσεται malit Meinekius. — v. 1401 λούτριον] Elmsleius.

SCRIPTURAE DISCREPANTIA.

v. **1388** *ΑΛΛ.*] om. *RA* — *M* | γ'] δ' *R*. γὰρ V^1 ‖ v. **1389** ἴϑ' αἱ] litt. ϑ' αἱ in ras. Γ^2 ἴϑι αἱ *ΑΘ* ‖ v. **1390** *ΔΗΜ.*] om. *A* — *RM* | πολυτίμηϑ'] πολιτίμηϑ' *P* ‖ v. **1391** κατατριακ$\overset{\text{του}}{\text{ουν}}$τίσαι *A* ‖ v. **1392** ἔλαβες] ἔλαβε *RMAld* ἔλαβε* *V* | αὐτὰς] ταύτας codd. | *ΑΛΛ.*] om. *RΑΘΜ* ‖ v. **1393** ante versum est ἀλλ. *Θ* | σὺ μὴ] μὴ σὺ $A\Gamma^1\Theta$*Ald* superscr. συ μὴ Γ^2 ** σὺ μὴ *M* ‖ v. **1394** εἰς] ἐς *RM* ‖ v. **1395** *ΔΗΜ.*] : *R* om. rel. spat. *M* ‖ v. **1397** *ΑΛΛ.*] om. *RM* | ἀλλ' ἢ] ἄλλ' ἢ *Ald* ‖ v. **1398** πύλαις] πύλαισιν *V* | ἀλλαντοπωλήσει] ἀλλανταπωλήσει *Γ* ‖ v. **1399** πράγμασιν] πράγμασι *VΘPM* ‖ v. **1400** τε] δὲ *ΑΓΘ* | πόρναισι] πόρνεσι *P* | λοιδορήσεται ex λοιδορῆσαι corr. *R* ‖ v. **1401** πίεται τὸ λούτριον] πίεται τὸ λοῦτρον (λουτρὸν *V*) codd. manu scripti (et *Su* v. λοῦτρον) αὖ τὸ λοῦτρον πίεται *Ald* ‖ v. **1402** *ΔΗΜ.*] om. *RM* | ἄξιος] ex ἄξιον corr. *A* ‖ v. **1403** πόρναισι] πόρνευσι *P* | διακεκραγέναι] διακεκραμέναι *ΑΘ* ‖ v. **1404** τούτων] corr. in τοῦτον *R* | εἰς] ἐς *RV* ‖

εἰς τὴν ἕδραν θ', ἵν' ἐκεῖνος ἧσθ' ὁ φαρμακός. 1405
ἕπου δὲ ταυτηνὶ λαβὼν τὴν βατραχίδα·
κἀκεῖνον ἐκφερέτω τις ὡς ἐπὶ τὴν τέχνην,
ἵν' ἴδωσιν αὐτόν, οἷς ἐλωβᾶθ', οἱ ξένοι.

. . . .

. . . .

ADNOTATIO CRITICA.

v. 1405 *ἐς* Vels. in proecd. — *ἧσθ'*] Meinekius. *ἦν* Vels. in proecd. — In exitu comoediae aliquot versus chori excidisse observavit Dindorfius.

SCRIPTURAE DISCREPANTIA.

v. **1405** *εἰς*] *ἐς* *R V* Γ^2 *P M Ald* | *θ'*] om. *M* | *ἧσθ'*] *ἦν* codd. (et *Su* v. *ἕδρα*) ‖ v. **1408** *ἵν'*] om. *A* | *οἷς*] *οὓς* *A* Γ^1 *Θ Ald*

CORRIGENDA.

IN TEXTU:

v. 255 *ὦ γεροντες* leg. *ὦ γέροντες*
v. 810 *δῆτ' ἔστ* leg. *δῆτ' ἔστ'*
v. 992 *κᾳτα* leg. *κᾷτα*

INFRA TEXTUM:

pag. 29. 303—313 = 382—396 leg. 303—313 = 382—390

IN ADNOTATIONE CRITICA:

v. 270 *γέροντας ὄντας καὶ κοβαλικεύεται* Porsonus leg. Cobetus
v. 464 post 467 transposuit G. Hermanns leg. G. Hermannus

IN SCRIPTURAE DISCREPANTIA:

v. 56 *περαδραμὼν VSu* leg. *παραδραμὼν VSu*
v. 424 lemm. sch. *VAΘAld* leg. lemm. sch. *V AΘ Ald*

Übersicht

der im zweiten Halbjahr **1896**

von

B. G. TEUBNER IN LEIPZIG

versandten

neuen Bücher, Fortsetzungen

und **neuen Auflagen.**

I.

Philologie und Altertumswissenschaft.

Acta Apostolorum sive Lucae ad Theophilum liber alter. Secundum formam quae videtur Romanam edidit Fridericus Blass. [XXXI u. 96 S.] 8. geh. n. ℳ 2.—
Voranzeige s. Mitteilungen 1896 Nr. 1, S. 1.

Callimachi Aetiorum librum I prolegomenis, testimoniis, adnotatione critica, auctoribus, imitatoribus instruxit Eugenius Dittrich, Dr. phil. Commentatio ex supplemento vicesimo tertio annalium philologicorum seorsum expressa. [55 S.] gr. 8. geh. n. ℳ 2.—
Voranzeige s. Mitteilungen 1896 Nr. 1, S. 3.

Dieterich, Albrecht, die Grabschrift des Aberkios, erklärt von A. D. [VII u. 55 S.] 8. geh. n. ℳ 1.60.
Voranzeige s. Mitteilungen 1896 Nr. 4, S. 100.

Geffcken, Johannes, Leonidas von Tarent. Besonderer Abdruck aus dem XXIII. Supplement-Bande der Jahrbücher für classische Philologie. [164 S.] gr. 8. geh. n. ℳ 5.60.
Voranzeige s. Mitteilungen 1895 Nr. 3, S. 68.

Jahrbücher für classische Philologie. Herausgegeben von Dr. Alfred Fleckeisen, Professor in Dresden. XXIII. Supplementband. 1. Heft. [289 S.] gr. 8. geh. n. ℳ 8.—
Inhalt: Leonidas von Tarent. Von *Johannes Geffcken.* — Callimachi Aetiorum librum I prolegomenis, testimoniis, adnotatione critica, auctoribus, imitatoribus instruxit *Eugenius Dittrich.* — De Homeri auctoritate in cotidiana Romanorum vita. scripsit *Johannes Tolkiehn.*

Lexikon, ausführliches, der griechischen und römischen Mythologie. Im Verein mit vielen Gelehrten herausgegeben von W. H. Roscher. Mit zahlreichen Abbildungen. 33. Lieferung. (Memnon — Mercurius.) [Sp. 2657—2816.] Lex.-8. Jede Lieferung zu je 6—7 Bogen geh. n. ℳ 2.—

Miscellanea Tironiana. Aus dem Codex Vaticanus Latinus Reginae Christinae 846 (fol. 99—114) herausgegeben von Wilhelm Schmitz. Mit 32 Tafeln in Lichtdruck. [VII u. 79 S.] 4. In Mappe n. ℳ 20.—
Voranzeige s. Mitteilungen 1896 Nr. 3, S. 67.

Oſtermann, Chriſtian, lateiniſches Übungsbuch. Neue Ausgabe (im engſten Anſchluß an die Neuen Lehrpläne) beſorgt von Profeſſor Dr. H. J. Müller, Direktor des Luiſenſtädtiſchen Gymnaſiums zu Berlin. In 4 Teilen. IV. Teil: Tertia und Unter-Sekunda. Vierte Auflage. Mit einer Karte. [VIII u. 280 S.] gr. 8. In Leinwand geb. n. ℳ 2.—

I. Philologie und Altertumswissenschaft.

Pindari carmina prolegomenis et commentariis instructa edidit W. Christ. [CXXX u. 466 S.] gr. 8. geh. n. *M.* 14.—
Voranzeige s. Mitteilungen 1895 Nr. 1, S. 1.

Ritter, Constantin, Platos Gesetze. Darstellung des Inhalts. [IX u. 162 S.] 8. geh. *M.* n. 3.20.

—— —— **Kommentar zum griechischen Text.** [IX u. 416 S.] 8. geh. n. *M.* 10.—
Voranzeige s. Mitteilungen 1896 Nr. 2, S. 36.

Tolkiehn, Johannes, Dr. phil., de Homeri auctoritate in cotidiana Romanorum vita. Commentatio ex supplemento vicesimo tertio annalium philologicorum seorsum expressa. [69 S.] gr. 8. geh. n. *M.* 2.60.
Voranzeige s. Mitteilungen 1896 Nr. 3, S. 69.

Wachtler, Ioannes, de Alcmaeone Crotoniata. [104 S.] gr. 8. geh. n. *M.* 3.20.
Voranzeige s. Mitteilungen 1896 Nr. 3, S. 68.

Weſener, Dr. P., griechiſches Elementarbuch zunächſt nach den Grammatiken von Curtius-Hartel, Kägi, Koch und Franke-Bamberg bearbeitet. Neue Ausgabe nach den Beſtimmungen der preußiſchen Lehrpläne vom Jahre 1891. 2 Teile. II. Teil. Verba auf μι und unregelmäßige Verba. 3. Doppel-Aufl. [IV u. 157 S.] gr. 8. In Leinwand geb. n. *M.* 1.60.

Angekündigt aber noch nicht erschienen sind:

Itineraria Romana. Edd. O. Cuntz et G. Kubitschek. 2 Bde. [S. Mitteilungen 1896 Nr. 4, S. 99.]

Lateiniſche Leſe- und Übungsbücher für Sexta bis Tertia von Kautzmann, Pfaff und Schmidt. IV. Teil: Für Tertia. (Erſcheint im März 1897.) [S. Mitteilungen 1896 Nr. 5/6, S. 136.]

Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana.

Textausgaben.

Euclidis opera omnia. Ediderunt I. L. Heiberg et H. Menge. Vol. VI. **Euclidis Data** cum commentario Marini et scholiis antiquis edidit Henricus Menge. [LXII u. 336 S.] 8. geh. n. *M.* 5.—
Voranzeige s. Mitteilungen 1895 Nr. 2, S. 38.

Flori, L. Annaei, epitomae libri II et P. Annii Flori fragmentum de Vergilio oratore an poeta. Edidit Otto Rossbach. [LXVIII u. 272 S.] 8. geh. n. *M.* 2.80.
Voranzeige s. Mitteilungen 1894 Nr. 1, S. 5.

Galeni institutio logica. Edidit Carolus Kalbfleisch. [XII u. 75 S.] 8. geh. n. *M.* 1.20.
Voranzeige s. Mitteilungen 1896 Nr. 2, S. 39.

Iurisprudentiae antehadrianae quae supersunt edidit F. P. Bremer. **Pars** prior: Liberae rei publicae iuris consulti. [VI u. 424 S.] gr. 8. geh. n. *M.* 5.—
Voranzeige s. Mitteilungen 1896 Nr. 5/6, S. 132.

Nicephori Blemmydae curriculum vitae et carmina nunc primum edidit Aug. Heisenberg. Praecedit dissertatio de vita et scriptis Nicephori Blemmydae. [CXI u. 136 S.] 8. geh. n. *M.* 4.—
Voranzeige s. Mitteilungen 1895 Nr. 6, S. 168.

Tryphiodori et Colluthi carmina ad codicum fidem recensuit, adnotatione critica et indice verborum instruxit Guilielmus Weinberger. [XIV u. 91 S.] 8. geh. n. *M.* 1.40.
Voranzeige s. Mitteilungen 1895 Nr. 4, S. 103.

Sammlung wissenschaftlicher Commentare zu griechischen und römischen Schriftstellern.

Sophokles Elektra. Erklärt von Georg Kaibel. [VIII u. 310 S.] gr. 8. geh. n. *M.* 6.—, in Leinwand geb n. *M.* 7.—
Voranzeige s. Mitteilungen 1896 Nr. 5/6, S. 132.

Angekündigt aber noch nicht erschienen sind:

Lucrez III von R. Heinze. (Erschien im Januar 1897.)
Aetna von S. Sudhaus und Fr. Vollmer.
Tibull von F. Leo.
Plautus Rudens von F. Marx.
Ovid Heroiden von R. Ehwald.

Minucius Felix Octavius von E. Norden.
Clemens Alex. Paidagogos von E. Schwartz.
Herodot V. VI von G. Kaibel.
Voranzeige s. Mitteilungen 1896 Nr. 5/6, S. 129—132.

Schultexte der „Bibliotheca Teubneriana“.

(Vergl. Mitteilungen 1896 Nr. 5/6, S. 133.)

Ciceros Catilinarische Reden. Textausgabe für den Schulgebrauch von Prof. Dr. C. F. W. Müller, Direktor des Johannes-Gymnasiums in Breslau. [VI u. 60 S.] gr. 8. geb. ℳ —.55.

—— **Rede über den Oberbefehl des Cn. Pompeius.** Textausgabe für den Schulgebrauch von Prof. Dr. C. F. W. Müller, Direktor des Johannes-Gymnasiums in Breslau. [V u. 36 S.] gr. 8. geb. ℳ —.50.

—— **Rede für T. Annius Milo.** Textausgabe für den Schulgebrauch von Prof. Dr. C. F. W. Müller, Direktor des Johannes-Gymnasiums in Breslau. [V u. 50 S.] gr. 8. geb. ℳ —.55.

Sallusts Catilinarische Verschwörung. Textausgabe für den Schulgebrauch von Dr. Th. Opitz, Professor am Königlichen Gymnasium in Dresden-Neustadt. [VI u. 56 S.] gr. 8. geb. ℳ —.55.

Xenophons Anabasis. Textausgabe für den Schulgebrauch von Dr. W. Gemoll, Direktor des Städtischen Gymnasiums in Liegnitz. Mit 2 Karten. [XXXIV u. 297 S.] gr. 8. geb. n. ℳ 1.60.

—— **Memorabilien.** Textausgabe für den Schulgebrauch von Prof. Dr. W. Gilbert, Rektor des Kgl. Gymnasiums zu Schneeberg. Mit Titelbild: Sokrates. [XV u. 181 S.] gr. 8. geb. ℳ 1.10.

Angekündigt aber noch nicht erschienen sind:

Caesar, von Direktor Prof. Schmalz. (Erschien im Januar 1897.)
Horaz, von Oberschulrat Direktor Prof. Dr. Krüger.
Livius, von Prof. M. Müller.
Tacitus, von Rektor Prof. Dr. Becher.

Demosthenes' Philippische Reden, von Direktor Th. Thalheim. (Erschien im Januar 1897.)
Herodot, von Prof. Dr. A. Fritsch.
Homer, von Prof. Dr. A. Kaegi.
Lysias, von Direktor Th. Thalheim.
Plato, von Prof. Dr. O. Immisch.
Thukydides, von Direktor Dr. S. Widmann.

B. G. Teubners Schülerausgaben griechischer und lateinischer Schriftsteller.

[Cicero.] Ausgewählte Briefe aus Ciceronischer Zeit. Herausgegeben von Dr. C. Bardt, Direktor des Joachimthalschen Gymnasiums zu Berlin. Text. Mit einer Karte. [VI u. 238 S.] gr. 8. geb. n. ℳ 1.80.

Demosthenes. Ausgewählte politische Reden, gehalten in der Athenischen Volksversammlung in den Jahren 351—341 v. Chr. Herausgegeben von Dr. Heinrich Reich, Professor am Kgl. Wilhelms-Gymnasium in München. 1. Text. [VIII u. 147 S.] gr. 8. geb. n. ℳ 1.20.

Homers Gedichte. Dritter Teil: Hilfsbuch. Bearbeitet von Prof. Dr. Oskar Henke, Direktor des Gymnasiums in Bremen. Erster Band: Metrik. Grammatik. Zur Odyssee: Vorgeschichte, Gleichnisse, Sentenzen. Altertümer: Geographie; Kosmographie; Staat; Familienleben; Seewesen. [XIV u. 227 S. mit Titelbild, zahlreichen Abbildungen im Texte und auf 5 Tafeln und 1 Plane.] gr. 8. geb. n. ℳ 2.—
Voranzeige s. Mitteilungen 1894 Nr. 5/6, S. 132.

Horatius Flaccus, Q., Gedichte. Herausgegeben von Prof. Dr. Gustav Schimmelpfeng, Direktor der Klosterschule Ilfeld. 1. Text. Mit einer Karte, einem Plane und Namen-Verzeichnis. [III u. 315 S.] gr. 8. geb. n. ℳ 2.—

Sallustius Crispus, C., bellum Catilinae. Herausgegeben von Dr. Carl Stegmann, Prof. am Kgl. Ulrichs-Gymnasium zu Norden. Erklärungen. [IV u. 48 S.] gr. 8. geb. n. ℳ —.60.
Voranzeige s. Mitteilungen 1895 Nr. 5, S. 130.

Thukydides in Auswahl. Herausgegeben von Dr. Edmund Lange. Erklärungen. (Hilfsheft [VIII u. 54 S. mit Titelbild und zahlreichen Abbildungen im Texte] geb. n. ℳ —.70 und Kommentar [IV u. 185 S.] geb. n. ℳ 1.60 zusammengebunden enthaltend.) gr. 8. geb. n. ℳ 2.—
Voranzeige s. Mitteilungen 1896 Nr. 5/6, S. 134.

Virgils Äneide (in Auswahl). Herausgegeben von Dr. Martin Fickelscherer, Oberlehrer am Kgl. Gymnasium zu Chemnitz. Hilfsheft. [IV u. 40 S.] gr. 8. kart. n. ℳ —.60.
Kommentar. [VI u. 222 S.] gr. 8. geb. n. ℳ 1.60.
—— —— Erklärungen (Hilfsheft, Kommentar zusammengebunden). [IV u. 40 S.; VI u. 222 S.] gr. 8. geb. n. ℳ 2.—
Voranzeige s. Mitteilungen 1895 Nr. 5, S. 131.

B. G. Teubners Schulausgaben griechischer und lateinischer Klassiker mit deutschen Anmerkungen.

Anthologie aus den Elegikern der Römer. Für den Schulgebrauch erklärt von Karl Jacoby. In 4 Heften. Catull, Tibull, Properz, Ovid. IV. Heft: Ovid. Zweite verbesserte Auflage. [III u. 88 S.] gr. 8. geh. ℳ 1.—
Voranzeige s. Mitteilungen 1896 Nr. 5/6, S. 136.

Archiv für lateinische Lexikographie und Grammatik mit Einschlufs des älteren Mittellateins. Als Vorarbeit zu einem Thesaurus linguae latinae herausgegeben von Eduard Wölfflin. 10. Band. 2. Heft. gr. 8. Preis für den Band von 4 Heften n. ℳ 12.—

Jahrbücher, neue, für Philologie und Pädagogik. Herausgegeben von Prof. Dr. Alfred Fleckeisen in Dresden und Rektor Prof. Dr. Richard Richter in Leipzig. 66. Jahrgang. 153. und 154. Band. 1896. 7—12. Heft Jährlich 12 Monatshefte. gr. 8. n. ℳ 30.—

Zeitschrift, byzantinische. Unter Mitwirkung von Oberbibliothekar C. de Boor-Breslau, Prof. J. B. Bury-Dublin, Prof. Ch. Diehl-Nancy, Abbé L. Duchesne-Rom, Membre de l'Institut, Hofrat Prof. H. Gelzer-Jena, Prof. G. N. Hatzidakis-Athen, Hofrat Prof. V. Jagić-Wien, Prof. N. Kondakov-Petersburg, Staatsrat E. Kurtz-Riga, Prof. Sp. Lambros-Athen, Prof. E. Legrand-Paris, Privatdozent C. Neumann-Heidelberg, Gymnasialdir. Petros N. Papageorgiu-Saloniki, Prof. J. Psichari-Paris, K. N. Sathas-Venedig, korr. Mitgl. d. k. bayer. Akad. d. Wiss., G. Schlumberger-Paris, Membre de l'Institut, Prof. J. Strzygowski-Graz, Rev. H. F. Tozer-Oxford, Gymnasialdir. M. Treu-Potsdam, Prof. Th. Uspenskij-Konstantinopel, Prof. A. Veselovskij-Petersburg, Priv.-Doz. C. Weyman-München herausgegeben von Karl Krumbacher. V. Band. 1896. 3/4. (Doppel-) Heft. Jährlich 4 Hefte. gr. 8. n. ℳ 20.—

◆

II.

Neuere Sprachen. Pädagogik.

A. Deutsche Sprache. Deutsche Schulbücher. Pädagogik.

(Mathematische Lehrbücher siehe III.)

Lyon, Dr. **Otto, die Lektüre als Grundlage eines einheitlichen und naturgemäßen Unterrichtes** in der deutſchen Sprache ſowie als Mittelpunkt nationaler Bildung. Deutſche Proſaſtücke und Gedichte erläutert und behandelt. In zwei Teilen. I. Teil: Sexta bis Tertia. Zweite, verbeſſerte Auflage. [X u. 439 S.] gr. 8. geh. n. ℳ 5.20.
Der II. (Schluß-) Teil erſcheint im Laufe des Jahres 1897.
Voranzeige ſ. Mitteilungen 1896 Nr. 3, S. 72.

Schmid, E., Direktor der ſtädtiſchen höheren Mädchenſchule und des Lehrerinnen-Seminars in Potsdam, und **Fr. Speyer**, Oberlehrer an der Königl. Eliſabethſchule in Berlin, **deutſches Leſebuch für höhere Mädchenſchulen.** Auf Grund des Deutſchen Leſebuchs für höhere Töchterſchulen von G. Wirth nach den preußiſchen „Beſtimmungen“ vom 31. Mai 1894 neu bearbeitet. In 4 Teilen. IV. Teil. In 2 Abteilungen. II. Abt.: Proſa. [VI u. 257 S.] 8. Dauerhaft gebunden n. ℳ 2.—

Voranzeige ſ. Mitteilungen 1896 Nr. 4, S. 101.

Angekündigt und im Januar 1897 erschienen ist:

Deutſches Leſebuch für höhere Mädchenſchulen von E. Schmid und Fr. Speyer. In vier Teilen. Sonderausgabe für katholiſche und paritätiſche Anſtalten. [S. Mitteilungen 1896 Nr. 5/6, S. 139.]

Zeitſchrift für den deutſchen Unterricht. Begründet unter Mitwirkung von Rudolf Hildebrand. Herausgegeben von Dr. Otto Lyon. 10. Jahrgang. 1896. 8—12. Heft. gr. 8. Preis für den Jahrgang von 12 Monatsheften zu je 4—5 Druckbogen n. ℳ 12.—

Zeitſchrift für lateinloſe höhere Schulen. Organ des Vereins zur Förderung des lateinloſen höheren Schulweſens, ſowie des Vereins ſächſiſcher Realſchullehrer. Begründet von Dr. Georg Weidner. Unter Mitwirkung zahlreicher Schulmänner herausgegeben von Dr. G. Holzmüller, Direktor an der Gewerbeſchule (Realſchule mit Fachklaſſen) in Hagen i. W., Mitglied der Kaiſ. Leop. Carol. Akademie der Naturforſcher. 7. Jahrgang. 1895/96. 10—12. Heft. Preis für den Jahrgang von 12 Monatsheften n. ℳ 8.—

—— —— 8. Jahrgang. 1896/97. 1—3/4. Heft. gr. 8. Preis für den Jahrgang von 12 Monatsheften zu je 2 Bogen n. ℳ 10.—

Zeitſchrift für weibliche Bildung in Schule und Haus. Zentralorgan für das deutſche Mädchenſchulweſen. Begründet von Richard Schornſtein, gegenwärtig herausgegeben von Direktor a. D. Dr. Wilhelm Buchner in Eiſenach. 24. Jahrgang. 1896. 13—24. Heft. Jährlich 24 Hefte. gr. 8. Preis halbjährlich n. ℳ 6.—

B. Französische und englische Sprache.

Boerner, Dr. Otto, Oberlehrer am Gymnaſium zum heiligen Kreuz zu Dresden, **franzöſiſches und engliſches Unterrichtswerk**, nach den Neuen Lehrplänen bearbeitet. **Franzöſiſcher Teil: Lehrbuch der franzöſiſchen Sprache.** Mit beſonderer Berückſichtigung der Übungen im mündlichen und ſchriftlichen freien Gebrauch der Sprache. Gekürzte Ausgabe **(Ausgabe C)**. In 2 Abteilungen. II. Abteilung. Mit zwei Hölzelſchen Vollbildern (Frühling und Winter), einer Karte von Frankreich, einem Plane von Paris, einer Münztafel und in Taſche: Franzöſiſch-deutſches und deutſch-franzöſiſches Wörterbuch. [X u. 264 S.] gr. 8. In Leinwand geb. n. ℳ 2.80.

Voranzeige ſ. Mitteilungen 1895 Nr. 6, S. 166.

Angekündigt ist und wird im Februar 1897 erscheinen:

Boerners engliſches und franzöſiſches Unterrichtswerk. Engliſcher Teil: Oberſtufe. Von Dr. O. Thiergen, Prof. am Kgl. Kadetten-Korps zu Dresden. Mit Abbildungen, Karten, Plänen und einer Münztafel. [Siehe Mitteilungen 1896 Nr. 5/6, S. 137.]

III.

Mathematik, technische und Naturwissenschaften.

[Bardey, Dr. E.] Reſultate und Auflöſungen zu Dr. E. Bardey's Arithmetiſchen Aufgaben nebſt Lehrbuch der Arithmetik vorzugsweiſe für Realſchulen, höhere Bürgerſchulen und verwandte Anſtalten von Dr. H. Hartenſtein. [59 S.] gr. 8. geh. n. ℳ 1.—

Die Reſultate ſind nicht durch den Buchhandel zu beziehen, ſondern werden nur unmittelbar von der Verlagsbuchhandlung gegen Einſendung von 1 ℳ (in Briefmarken) an beglaubigte Lehrer geliefert.

Bianchi, Luigi, Vorlesungen über Differentialgeometrie. Autorisierte deutsche Uebersetzung von Max Lukat. In 2 Lieferungen. I. Lieferung. [IV u. 336 S.] gr. 8. geh. n. *M.* 12.—
Voranzeige s. Mitteilungen 1895 Nr. 2, S. 44.

Binder, Wilh., Prof. an der N. Ö. Landes-Oberrealschule und höheren Fachschule für Maschinenwesen in Wiener-Neustadt u. s. w., **Theorie der unicursalen Plancurven vierter bis dritter Ordnung in synthetischer Behandlung.** Mit 65 Figuren im Text und auf zwei Tafeln. [XI u. 397 S.] gr. 8. geh. n. *M.* 12.—
Voranzeige s. Mitteilungen 1896 Nr. 4, S. 103.

Boehm, Dr. K., allgemeine Untersuchungen über die Reduction partieller Differentialgleichungen auf gewöhnliche Differentialgleichungen, mit einer Anwendung auf die Theorie der Potentialgleichung. [III u. 58 S.] gr. 8. geh. n. *M.* 2.—

Cranz, Professor Dr. **Carl,** Lehrer für Physik an der Kgl. Oberrealschule und Docent an der Kgl. technischen Hochschule in Stuttgart, **Compendium der theoretischen äusseren Ballistik.** Zum Gebrauch von Lehrern der Mechanik und Physik an Hochschulen; von Artillerieofficieren; Instructoren an Schiessschulen, Artillerieschulen und Kriegsacademieen; Mitgliedern von Artillerie- und Gewehr-Prüfungscommissionen; Gewehrtechnikern. Mit 110 Figuren im Text. [XII u. 511 S.] gr. 8. geh. n. *M.* 20.—
Voranzeige s. Mitteilungen 1896 Nr. 3, S. 77.

Dedoff, Theodor, Untersuchungen über quadratische Formen. [40 S.] gr. 4. geh. n. *M.* 2.80.

Henrici, J., Prof. am Gymnasium zu Heidelberg, u. **P. Treutlein,** Direktor des Realgymnasiums zu Karlsruhe, **Lehrbuch der Elementar-Geometrie.** In 3 Teilen. II. Teil. **Abbildung in verändertem Maſse. Berechnung der Gröſsen der ebenen Geometrie.** Mit 188 Figuren in Holzschnitt und einem Kärtchen. Zweite Auflage. [IX u. 248 S.] gr. 8. geh. n. *M.* 2.80.
Voranzeige s. Mitteilungen 1896 Nr. 4, S. 106.

Holzmüller, Proſ. Dr. Guſtav, Direktor der Gewerbeſchule (Realſchule mit Fachklaſſen) zu Hagen i. W., Mitglied der Kaiſ. Leop. Carol. Akademie der Naturforſcher, **methodiſches Lehrbuch der Elementar-Mathematik.** Gymnaſial-Ausgabe. In 2 Teilen. II. Teil, im Anſchluß an die preußiſchen Lehrpläne von 1892 nach Jahrgängen geordnet und bis zur Entlaſſungsprüfung reichend. Mit 196 Figuren im Text. [VIII u. 280 S.] gr. 8. In Leinwand geb. n. *M.* 3.—
Voranzeige ſ. Mitteilungen 1896 Nr. 2, S. 44.

—— **über die Beziehungen des mathematiſchen Unterrichts zum Ingenieur-Weſen und zur Ingenieur-Erziehung.** Auszugsweiſe vorgetragen auf der Hauptverſammlung des Vereins zur Förderung des Unterrichts in der Mathematik und den Naturwiſſenſchaften zu Elberfeld, Pfingſten 1896. [30 S.] gr. 8. geh. n. *M.* —.60.

Kohlrausch, Dr. F., Präsident der physikalisch-technischen Reichsanstalt in Charlottenburg, **Leitfaden der praktischen Physik,** mit einem Anhange: **das absolute Maſssystem.** Mit in den Text gedruckten Figuren. Achte vermehrte Auflage. [XXIV u. 492 S.] gr. 8. In biegsamen Leinwandband geb. n. *M.* 7.—
Voranzeige s. Mitteilungen 1896 Nr. 4, S. 102.

Kröhnke, G. H. A., Königlich Preuſsischer Geheimer Baurat in Frankfurt a/O., **Handbuch zum Abstecken von Curven auf Eisenbahn- und Wegelinien.** Für alle vorkommenden Winkel und Radien aufs sorgfältigste berechnet. Dreizehnte Auflage. Mit einer Figurentafel. [VIII u. 164 S.] 16. In Leinwand geb. n. *M.* 1.80.
Voranzeige s. Mitteilungen 1896 Nr. 5/6, S. 142.

Kusch, Ernst, C. G. J. Jacobi und Helmholtz auf dem Gymnasium. Beitrag zur Geschichte des Victoria-Gymnasiums zu Potsdam. [43 S.] gr. 8. geh. n. *M.* 1.60.

v. Lilienthal, Dr. R., a. o. Professor an der Kgl. Akademie zu Münster i. W., **Grundlagen einer Krümmungslehre der Curvenscharen.** [VII u. 114 S.] gr. 8. geh. n. *M.* 5.—
Voranzeige s. Mitteilungen 1896 Nr. 3, S. 77.

III. Mathematik, technische und Naturwissenschaften.

Markoff, A. A., o. Professor an der Kaiserl. Universität zu St. Petersburg, o. Mitglied der Kaiserlichen Akademie der Wissenschaften zu St. Petersburg, **Differenzenrechnung.** Autorisierte deutsche Übersetzung von Theophil Friesendorff und Erich Prümm. Mit einem Vorworte von R. Mehmke, o. Prof. an der Kgl. technischen Hochschule zu Stuttgart. [VI u. 194 S.] gr. 8. geh. n. ℳ 7.—
Voranzeige s. Mitteilungen 1896 Nr. 2, S. 42.

Netto, Dr. Eugen, o. ö. Professor der Mathematik an der Universität zu Giessen, **Vorlesungen über Algebra.** In 2 Bänden. I. Band. Mit eingedruckten Holzschnitten. [X u. 338 S.] gr. 8. geh. n. ℳ 12.—
Voranzeige s. Mitteilungen 1896 Nr. 2, S. 40.

Stahl, Dr. Hermann, Professor der Mathematik in Tübingen, **Theorie der Abel'schen Functionen.** Mit Figuren im Text. [X u. 354 S.] gr. 8. geh. n. ℳ 12.—
Voranzeige s. Mitteilungen 1895 Nr. 6, S. 168.

Staude, Dr. Otto, o. Professor der Mathematik an der Universität Rostock, **die Focaleigenschaften der Flächen zweiter Ordnung.** Ein neues Kapitel zu den Lehrbüchern der analytischen Geometrie des Raumes. Mit Figuren im Text. [VIII u. 186 S.] gr. 8. geh. n. ℳ 7.—
Voranzeige s. Mitteilungen 1896 Nr. 3, S. 76.

Sturm, Dr. Rudolf, Professor an der Universität zu Breslau, **die Gebilde ersten und zweiten Grades der Liniengeometrie in synthetischer Behandlung.** In 3 Theilen. III. (Schluss-) Theil. **Die Strahlencomplexe zweiten Grades.** [XXIV u. 518 S.] gr. 8. geh. n. ℳ 18.—
Voranzeige s. Mitteilungen 1896 Nr. 5/6, S. 140.

Volkmann, Dr. P., Prof. an der Universität Königsberg i. Pr., **erkenntnistheoretische Grundzüge der Naturwissenschaften und ihre Beziehungen zum Geistesleben der Gegenwart.** Allgemein wissenschaftliche Vorträge. [XII u. 181 S.] gr. 8. geh. n. ℳ 6.—
Voranzeige s. Mitteilungen 1896 Nr. 3, S. 78.

Angekündigt aber noch nicht erschienen sind:

Raumlehre für Baugewerkschulen. Von M. Girndt, Kgl. Baugewerkschullehrer. II. Teil: Körperlehre. (Erschien im Jan. 1897.) [Siehe Mitteilungen 1896 Nr. 5/6, S. 141.]

Sammlung arithmetiſcher und trigonometriſcher Aufgaben von Prof. Dr. A. Richter. In 2 Teilen. I. Teil: Arithmetik. II. Teil: Trigonometrie. [S. Mitteilungen 1896 Nr. 4, S. 104.]

Tafeln und Gegentafeln für logarithmisches und trigonometrisches Rechnen, von Professor Dr. Schubert in Hamburg. (Erscheint im Februar 1897.) [S. Mitteilungen 1896 Nr. 4, S. 103.]

Annalen, mathematische. Begründet 1868 durch Alfred Clebsch und Carl Neumann. Unter Mitwirkung der Herren Paul Gordan, Carl Neumann, Max Noether, Karl VonderMühll, Heinrich Weber gegenwärtig herausgegeben von Felix Klein in Göttingen, Walther Dyck in München und Adolf Mayer in Leipzig. 48. Bd. 1. u. 2. (Doppel-) Heft u. Heft 3. gr. 8. Preis für den Band von 4 Heften n. ℳ 20.—

Zeitschrift für mathematischen und naturwissenschaftlichen Unterricht. Ein Organ für Methodik, Bildungsgehalt und Organisation der exakten Unterrichtsfächer an Gymnasien, Realschulen, Lehrerseminarien und gehobenen Bürgerschulen. (Zugleich Organ der Sektionen für math. und naturw. Unterricht in den Versammlungen der Philologen, Naturforscher, Seminar- und Volksschullehrer.) Herausgegeben von J. C. V. Hoffmann. 27. Jahrgang. 1896. 6—8. Heft. gr. 8. Preis für den Jahrgang von 8 Heften n. ℳ 12.—

Zeitschrift für Mathematik und Physik. Herausgegeben unter der verantwortlichen Redaktion von Dr. O. Schlömilch u. Dr. M. Cantor. 41. Jahrg. 1896. 4—6. Heft. gr. 8. Preis für den Jahrgang von 6 Heften n. ℳ 18.—

Bibliotheca scriptorum Graecorum et Romanorum Teubneriana.

Aeschinis orationes. Post Fr. Frankium curavit Fridericus Blass. (Editio minor.) [XV u. 332 S.] 8. geh. ℳ 2.40.

—————— Editio maior aucta indice verborum a S. Preuss confecto. [XV u. 322 S.] 8. geh. n. ℳ 8.—

Anthologia latina sive poesis latinae supplementum. Ediderunt Franciscus Buecheler et Alexander Riese. Pars posterior: Carmina latina epigraphica conlegit Franciscus Buecheler. Fasciculus II. [IV u. S. 399—921.] 8. geh. n. ℳ 5.20.

Apulei, Lucii, metamorphoseon libri XI. Recensuit J. van der Vliet. [XXXI u. 292 S.] 8. geh. n. ℳ 3.—

Caesaris, C. Iulii, commentarii cum A. Hirtii aliorumque supplementis ex recensione Bernardi Kuebleri. 3 voll. Vol. III. Pars I. Commentarius de bello Alexandrino. Rec. B. Kuebler. Commentarius de bello Africo. Rec. Ed. Wölfflin. Ed. minor. [104 S.] 8. 1896. geh. n. ℳ —.60.

—————— Ed. maior. [XLIV u. 104 S.] 8. 1896. geh. n. ℳ 1.—

Euclidis opera omnia. Ediderunt I. L. Heiberg et H. Menge. 12 voll. Vol. VI. Euclidis Data cum commentario Marini et scholiis antiquis. Edidit H. Menge. [LXII u. 336 S.] 8. geh. n. ℳ 5.—

—————— Vol. VII. Euclidis Optica, Opticorum recensio Theonis, Catoptrica, cum scholiis antiquis. Edidit I. L. Heiberg, Professor Dr. phil. [LV u. 362 S.] 8. geh. n. ℳ 5.—

Flori, L. Annaei, epitomae libri II et **P. Annii Flori** fragmentum de Vergilio oratore an poeta. Edidit O. Rossbach. [LXVIII u. 272 S.] 8. geh. n. ℳ 2.80.

Galeni institutio logica. Edidit C. Kalbfleisch. [XII u. 75 S.] 8. geh. n. ℳ 1.20.

Geoponica sive Cassiani Bassi Scholastici de re rustica eclogae. Rec. Henr. Beckh. [XXXVIII u. 641 S.] 8. geh. n. ℳ 10.—

Iosephi, Flavii, opera omnia. Post I. Bekkerum recognovit S. A. Naber. 6 voll. Vol. VI. [LI u. 374 S.] 8. geh. n. ℳ 4.— (Vollständig n. ℳ 21.20.)

Musici scriptores Graeci. Aristoteles, Euclides, Nicomachus, Bacchius, Gaudentius, Alypius et melodiarum veterum quidquid exstat. Recognovit Carolus Ianus. Lud. fil. Annexae sunt tabulae. [XCIII u. 503 S.] 8. geh. n. ℳ 9.—

Nicephori Blemmydae curriculum vitae et carmina. Edidit A. Heisenberg. [CXI u. 136 S.] 8. geh. n. ℳ 4.—

Plauti, T. Macci, comoediae ex recensione Georgii Goetz et Friderici Schoell. 7 fasc. Fasc. V—VII. geh. je ℳ 1.50.
Einzelne Stücke je ℳ —.60 u. ℳ —.45.

Plini Secundi, C., naturalis historiae libri XXXVII. Post Ludovici Iani obitum recognovit et scripturae discrepantia adiecta edidit Carolus Mayhoff. Vol. IV. [XI u. 500 S.] 8. geh. n. ℳ 6.—
[Vol. V unter der Presse.]

Plutarchi Chaeronensis Moralia. Recognovit Gregorius N. Bernardakis. 7 voll. Vol. VII. [LVI u. 544 S.] 8. geh. n. ℳ 4.

Scaenicae Romanorum poesis fragmenta tertiis curis recognovit Otto Ribbeck. Volumen I. Tragicorum fragmenta. [VIII u. 356 S.] 8. geh. n. ℳ 4.—

Tryphiodori et **Colluthi** carmina ad codicum fidem recensuit, adnotatione critica et indice verborum instruxit W. Weinberger. [XIV u. 91 S.] 8. geh. n. ℳ 1.40.